This is a digital copy of a book that was preserved for generations on library shelves before it was carefully scanned by Google as part of a project to make the world's books discoverable online.

It has survived long enough for the copyright to expire and the book to enter the public domain. A public domain book is one that was never subject to copyright or whose legal copyright term has expired. Whether a book is in the public domain may vary country to country. Public domain books are our gateways to the past, representing a wealth of history, culture and knowledge that's often difficult to discover.

Marks, notations and other marginalia present in the original volume will appear in this file - a reminder of this book's long journey from the publisher to a library and finally to you.

Usage guidelines

Google is proud to partner with libraries to digitize public domain materials and make them widely accessible. Public domain books belong to the public and we are merely their custodians. Nevertheless, this work is expensive, so in order to keep providing this resource, we have taken steps to prevent abuse by commercial parties, including placing technical restrictions on automated querying.

We also ask that you:

+ *Make non-commercial use of the files* We designed Google Book Search for use by individuals, and we request that you use these files for personal, non-commercial purposes.
+ *Refrain from automated querying* Do not send automated queries of any sort to Google's system: If you are conducting research on machine translation, optical character recognition or other areas where access to a large amount of text is helpful, please contact us. We encourage the use of public domain materials for these purposes and may be able to help.
+ *Maintain attribution* The Google "watermark" you see on each file is essential for informing people about this project and helping them find additional materials through Google Book Search. Please do not remove it.
+ *Keep it legal* Whatever your use, remember that you are responsible for ensuring that what you are doing is legal. Do not assume that just because we believe a book is in the public domain for users in the United States, that the work is also in the public domain for users in other countries. Whether a book is still in copyright varies from country to country, and we can't offer guidance on whether any specific use of any specific book is allowed. Please do not assume that a book's appearance in Google Book Search means it can be used in any manner anywhere in the world. Copyright infringement liability can be quite severe.

About Google Book Search

Google's mission is to organize the world's information and to make it universally accessible and useful. Google Book Search helps readers discover the world's books while helping authors and publishers reach new audiences. You can search through the full text of this book on the web at http://books.google.com/

P A
3405
S8
A19
1912
MAIN

UC-NRLF
$B 255 230

FRAGMENTA TRAGICA PAPYRACEA

YB 79159

SIGILLVM · VNIVERSITATIS · CALIFORNIENSIS
FIAT LVX
MDCCCLXVIII
EX LIBRIS

750
H93
tg

Digitized by Google

Digitized by Google

Digitized by Google

SCRIPTORUM CLASSICORUM BIBLIOTHECA OXONIENSIS

OXONII
E TYPOGRAPHEO CLARENDONIANO
LONDINI ET NOVI EBORACI
APUD HENRICUM FROWDE

Digitized by Google

Digitized by Google

TRAGICORVM GRAECORVM FRAGMENTA PAPYRACEA NVPER REPERTA

RECOGNOVIT
BREVIQVE ADNOTATIONE CRITICA INSTRVXIT

ARTVRVS S. HUNT
PAPYROLOGIAE APVD OXONIENSES PRAELECTOR
COLLEGII REGINAE SOCIVS

OXONII
E TYPOGRAPHEO CLARENDONIANO

Digitized by Google

OXONII
Excudebat Horatius Hart
Typographus academicus

Copyright 1912 by
Oxford University Press American Branch

Digitized by Google

PA 3405.S8.A19.1912.MAIN

PRAEFATIO

PRODIIT nuperrime e prelo Papyrorum Oxyrhynchiarum nona pars Sophoclis fabulae Satyricae cui nomen Ἰχνευταί sive *Indagatores* reliquias eximias continens; quarum editionem minorem paraturus non nulla alia tragicorum Graecorum fragmenta subiungere quae his annis e papyris et membranis Aegyptiacis innotuerunt et a Nauckii editione altera absunt operae fore pretium existimavi. Ea igitur elegi quae longiora ac notabiliora sunt, imprimis *Hypsipylen* Euripideam Oxyrhynchi repertam, quam nihilominus includendam censui quod eam in usum studiosae iuventutis vir doctus H. van Herwerden in libello operariorum mendis mire scatente post nos edidit. *Antiopes* fragmenta nova a Mahaffio ante viginti annos publici iuris facta invitus praetereo, haec enim sine accurata papyri recognitione repetere cuius facultas nunc quidem mihi deest inutile iudicavi.

De fontibus singulis pauca iam dixerim:

I. Sophoclis *Indagatorum* reliquiae in papyro Oxyrhynchia numero 1174 notata exstant, quae rotuli primas quindecim columnas satis bene conservatas tum versuum initia quae columnae septimae decimae laciniae esse possunt exhibet, praeter fragmenta exigua quorum partem omitto. Litteris uncialibus quae vocantur optime scriptus est sub finem, ut videtur, secundi post Christum natum saeculi. Personarum nomina marginalia paragraphos versuum numeros addidit ipse

274998

Digitized by Google

librarius, puncta spiritus accentus ceteraque huius modi signa, quae non raro insunt, magna ex parte intulit manus altera, quae non solum textum correxit sed lectiones non nullas varias e diversis exemplaribus praesertim Theonis grammatici exscripsit.

Fabulae argumentum simplicissimum antiqua illa praebet narratio quae etiam in Homerico ad Mercurium hymno legitur de infante deo Apollinis boum aversore et lyrae inventore. Vaccas amissas indagantes Satyri cum patre Sileno inusitato testudinis sonitu perterriti sunt; percontantes docet nympha Mercurii nutrix de mirabili Iovis filio et lyrae inventione, furti tamen accusationem repellere frustra conatur. De exitu vix dubitabitur: Apollini nimirum obviam factus puer testudinis dono iram lenivit. Nescio an fabula tota, sicut Euripidis *Cyclops*, septingentis fere versibus contineri potuerit.

II. Sophoclis *Eurypyli* fragmenta disiecta continet papyrus Oxyrhynchia 1175, eadem manu atque I scripta et easdem plerumque formam notasque exhibens. Fabulam a Sophocle conscriptam esse et de Eurypyli morte egisse manifestum est, de titulo *Eurypylo* tamen ambigere licet, quippe qui inter tragoedias deperditas Sophocleas nusquam inventus sit. Ceterum anonymi poetae fabulam ita nominatam laudat Aristoteles *Poet.* p. 1459 b, quam coniectura sagaci Sophocli iampridem vindicaverat T. Tyrwhitt collato Plutarcho *De cohib. ira* 10, unde Eurypyli et Neoptolemi pugnam ab hoc poeta celebratam esse constat; locum ipsum a Plutarcho exscriptum in papyri Frag. 5. i. 9–10 agnoscendum esse veri simile est. In reliquiis id imprimis memoria dignum quod nuntii de Eurypyli

Digitized by Google

morte narratio in duas partes Astyoches et Chori lamentationibus divisa est.

III. Sophoclis *Achaeorum Conventus* fragmentum e papyro Berolinensi ediderunt W. Schubart et V. de Wilamowitz-Moellendorff in libro qui *Berliner Klassikertexte* nominatur, v 2 p. 64. Scriptura neglegens ineuntis alterius P. C. saeculi videtur esse. Poetae ac fabulae nomen versus ipsi satis prae se ferunt, et iam tandem apparet *Achaeorum Conventum* a *Convivio*, quocum in Fragmentis Sophocleis coniungi solet, re vera diversum fuisse.

IV. Euripidis *Hypsipyles* reliquiae anno MDCCCCVIII in Papyrorum Oxyrhynchiarum parte sexta typis impressae sunt. Rotuli papyracei frontem occupaverunt acta quaedam argentaria primi P. C. saeculi; in tergo scripta est fabula Euripidea exeunte saeculo, ut videtur, altero, litteris in dextram inclinatis quae formam plerumque uncialem habent. Personarum nomina paragraphos versuum numeros centenarios appinxit ipse librarius, qui idem aliqua ex parte puncta accentus et cetera eius generis signa sine dubio intulit; non nulla tamen a correctore profecta esse possunt quem textum emendasse constat, etsi interdum minime liquet utrum prima an altera manus mutationes fecerit.

Fragmenta quae, ut docet librarii versuum numeratio, ex omni fabulae parte congregata sunt, paene eodem modo atque in editione principe ordinavi, non nulla tamen exigua utpote levioris momenti omisi. Notam illam de Hypsipyle Archemori nutrice narrationem non est cur hic repetam. In Euripidis argumento id maxime obscurum restat quas partes

Digitized by Google

Hypsipyles filii, qui matrem amissam exquirentes Nemeae casu fuerunt, inter prologum ubi statim inducuntur atque matris recognitionem ultimo actu factam egerint.

V. Euripidis *Cretum* versus novos lii in libro *Berliner Klassikertexte* v 2 p. 73 ediderunt Schubart et Wilamowitz e membrana quam illi saeculo P. C. primo scriptum esse arbitrantur, ego secundo tribuere malim. Scriptura gracilis et elegans uncialis quae vocatur formae est. Personarum nomina et elisionis interpunctionisque signa manus prima, altera spiritus atque accentus qui rariores occurrunt videtur addidisse. Quae in folio legimus omnino plana sunt: partu Minotauri iam detecto excusat se Pasiphaë regina, quae ipsius Minois delicto et Neptuni irae probrum suum tribuit; Minos reiectis coniugis Chorique obtestationibus hanc cum nutrice in carcerem demittit.

VI. Euripidis *Melanippes Vinctae* quoque fragmentum papyro Berolinensi debemus, quam in eodem volumine, p. 125, publici iuris fecerunt iidem viri docti. Ex his versibus sunt qui inter Euripidis Fragmenta iampridem exstent; alios non nullos repetitos inveni in vitae Euripideae a Satyro confectae reliquiis quas in nono Papyrorum Oxyrhynchiarum volumine nuperrime edidi (1176. 39. xi), unde fit ut textum iam paulo pleniorem atque emendatiorem dare possim. Papyrus Berolinensis illa, quae florilegii cuiusdam particulam continet, secundi A. C. saeculi est, Oxyrhynchia tribus fere saeculis recentior, utraque neglegentius scripta. Ad argumentum fabulae cognoscendum nihil prosunt, cum de mulieribus locos communes solum praebent.

Digitized by Google

VII. Agmen claudunt fragmenta quaedam fabulae Satyricae cuius et titulum et auctorem ignoramus, in Papyrorum Oxyrhynchiarum parte octava a me edita (1083). Hic personarum duarum nomina tradita sunt, Phoenix et]οινεύς, cuius filiam ut sibi dedatur poscit procax Satyrorum Chorus; igitur de Oenei filiae Deïanirae vel Schoenei Atalantes nuptiis forsitan agebatur, et Phoenix sicut ipsi Satyri inter procos aderat. Neque Aeschylum neque Euripidem haec scripsisse satis apparet, de Sophocle tamen, qui et *Phoenicem* et *Oeneum* composuisse fertur, minus constat. Sed neque Sophoclem hic audire videmur et, si saeculi quinti poeta quaerendus est, Wilamowitzio quidem magis placet Io Chius cuius *Phoenix seu Caeneus* et *Phoenix alter* a grammaticis laudati sunt; P. Maas contra ex Aristiae *Atalante*, M. Croiset ex Achaei *Certaminibus* fragmenta haec esse coniecerunt. Papyri scriptura secundum P. C. saeculum indicat; personarum nomina marginalia paragraphi puncta ipsi librario, correctori, ut videtur, accentus et cetera aliqua ex parte debentur.

De huius libelli ratione pauca tandem monenda sunt. In *Indagatoribus* et *Eurypylo* primum edendis, sicut in Euripidis *Hypsipyle*, multum mihi auxiliati sunt viri duo doctissimi ingeniosissimique, V. de Wilamowitz-Moellendorff et G. Murray; de hac etiam optime meritus est I. B. Bury. Ceterum in apparatu critico singula cuique iterum referre longum videbatur; lectorem igitur qui de his certior fieri cupiet ad editiones principes remitto, eis modo nominatim iam adductis quae postea coniecerunt viri docti. Quod ad textum attinet, vestigia premit Hellenicorum Oxyrhyn-

Digitized by Google

chiorum ante triennium in Bibliotheca Oxoniensi susceptorum, ita ut oculis legentium consulens neque lacunarum supplementa quae satis certa visa sunt uncis incluserim neque litteras dubias suppositis punctis distinxerim.

Novis me beneficiis cumulaverunt G. Murray, qui plagulas meas amicissime relegit et me consilio suo adiuvit, et W. Schubart, qui qua est benignitate fragmentorum Berolinensium locos non nullos mea causa denuo excussit.

A. S. H.

Scribebam Oxonii mense Quintili MDCCCCXII

Digitized by Google

SIGLA

𝔭 = Papyrus vel membrana.

Unci [ ] lacunam, ⟨ ⟩ omissionem, puncta . . . . litteras mutilas, [. . . .] litteras perditas indicant.

Numeri fragmentorum uncis ( ) inclusi editionis principis sunt.

ci. = coniecit, coniecerunt

ed. 1 = editio princeps

m. 1, m. 2 = manus prima, manus altera

Cetera se ipsa satis explicabunt.

Qui post editiones principes de fragmentis hic recognitis praesertim egerunt hi fere sunt:—

De Sophoclis *Indagatoribus* et *Eurypylo*:—

V. von Wilamowitz-Moellendorff *Neue Jahrb. f. kl. Alt.* xxix. 449–76, 1912.

P. Maas *Berl. phil. Woch.* xxxii. 1075–7, 1912.

De Euripidis *Hypsipyle*:—

W. Crönert *Woch. klass. Phil.* xxvi. 114–16, 1909.

H. van Herwerden *Euripidis Hypsipylae Fragmenta*, Traiecti ad Rhenum, MCMIX.

J. P. Mahaffy *Hermathena* xxxv. 347–52, 1909.

E. Menozzi *Atene e Roma* xii. 313–19, 1909; *Studî ital. di filol. class.* xviii. 1–18, 1910.

G. Przychocki *Wiener Stud.* xxxi. 300–5, 1909.

C. Robert *Hermes* xliv. 376–402, 1909.

K. F. W. Schmidt *Gött. gel. Anzeig.* clxxii. 642–8, 1910.

F. Schöll *Sitzungsb. d. Heidelberger Akad., phil.-hist. Kl.* 1910, Abh. 15.

O. Schroeder *Berl. phil. Woch.* xxix. 257–64, 1909.

A. Taccone *Atti d. Accad. di Torino* xliv. 3–8, 1909; *Mem. d. Accad. di Torino* II. lx. 1909; *Boll. di filol. class.* xvi. 11–15, 1909; *Riv. di filol. class.* xxxvii. 230–6, 1909, xxxviii. 21–3, 1910.

Digitized by Google

SIGLA

A. Veniero *Ipsipile*, Catania, 1910.

N. Wecklein *Sitzungsb. d. Bayer. Akad., phil.-hist. Kl.* 1909, Abh. 8.

H. Weil *Revue des Ét. grecques* xxii. 1–12, 1909.

De fragmentis Berolinensibus:—

O. Crusius *Lit. Zentralbl.* lviii. 1309–10, 1907.

H. van Herwerden *Mnem.* xxxvi. 62, 64, 1908.

A. Kappelmacher *Wiener Eranos* 26 sqq., 1909.

S. Mekler *Bursians Jahresb.* cxlvii. 95–102, 1910.

T. Reinach *Revue des Ét. grecques* xxi. 92–3, 1908.

K. F. W. Schmidt *Woch. klass. Phil.* xxv. 430-2, 459-60, 1908.

O. Schroeder *Berl. phil. Woch.* xxvii. 1446, 1907.

De anonymi fabula Satyrica:—

M. Croiset *Journal des Savants* ix. 414, 1911.

P. Maas *Berl. phil. Woch.* xxxi. 1217, 1911.

Digitized by Google

I

ΣΟΦΟΚΛΕΟΥΣ ΙΧΝΕΥΤΑΙ

PERSONAE

APOLLO
SILENVS
SATYRORVM CHORVS
CYLLENE Nympha
[HERMES]

Agitur fabula in monte Arcadiae Cyllene.

Digitized by Google

UNIV. OF CALIFORNIA

ΣΟΦΟΚΛΕΟΥΣ ΙΧΝΕΥΤΑΙ

(ΑΠΟΛΛΩΝ)

[Πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω βροτο[ῖς col. i
[καὶ . . . . δῶρ᾽ ὑπισ]χνοῦμαι τελεῖν
[. . . . . ἀ]πόπροθεν·
[. . . .]ον[. . . . . δύσ]λοφον φρενὶ
[. . . .]τα[. . . . . βο]ῦς ἀμολγάδας
[μόσ]χους [τε καὶ νέων νόμευμ]α πορτίδων.
[ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ
[λαθ]ραῖ᾽ ἰόν[τα τῆλε βου]στάθμου κάπης
[ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην
[οὔτ᾽ ἄ]ν θεῶν τιν[᾽ οὔτ᾽ ἐφημ]έρων βροτῶν
[δρᾶσ]αι τόδ᾽ ἔργ[ον ὧδε] πρὸς τόλμαν πεσεῖν.
[ταῦτ]᾽ οὖν ἐπείπερ [ἔμα]θον, ἐκπλαγεὶς ὄκνῳ
[στείχ]ω ματεύω, παντελὲς κήρυγμ᾽ ἔχων
[θεοῖ]ς βροτοῖς τε μηδέν᾽ ἀγνοεῖν τάδε·
[ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ.
[Θρᾳκ]ῶν δ᾽ ἐπῆλθον φῦλα τ[οῦ] παντὸς στρατ[οῦ,

1 ἀγγέλλω: secundum λ suprascr. m. 2 3 Nomen Apollinis in lacuna supplendum esse videtur 4 E. g. [δειν]ὸν [γάρ ἐστ᾽ ἐμῇ δὲ κτλ. 5 In marg. post ἀμολ. add. m. 2 α[6 νέων νόμευμ]α vix tolerat spatium; Wilamowitz ci. νεανίευμ]α 7 τάφρ[ων ὕπερθε νῦ]ν ci. Murray. In marg. add. m. 2 διασ[, fort. v. l. διασ[κοπῶ 8 [λαθ]ραῖ᾽ indicat adscriptum λα[e Theonis (?) exemplari 9 ε]γὼὺκ 𝔓 11 τολμην 𝔓 13 [στείχ]ω: vel e. g. [ζητ]ῶ, quod ci. Wilam. et Murray ματευων 𝔓, ν postea del. 14 τάδε: v. l. τόδε m. 2 15 ἐμμανὶς ex εμμανεις corr. 𝔓: ἐμμενής ci. Murray 16 [Θρᾳκ]ῶν: vel e. g. [σπεύδ]ων, si Θρῃ]κιο[in 19 legere malis. In marg. dextra add. m. 2]του, quod στρα]τοῦ esse potest praeeunte v. l. in vicem τοῦ παντός

Digitized by Google

[ἀλλ' οὔ]τις [. . . . .] . [
. . . .
[ ]σ[
[. . . . .]λ[ ]κιο[
[. . . . .]ισ[ἔ]πειτα [δὲ
τὰ Θεσσαλῶν [τ' ἔγκαρπα πεδί' ἐ]πεσσύθην
Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ[εις,
[ἔπει]τα δ['] . [

Desunt versus fere quattuor.

Col. ii [. . . . .]ς Δωρικο[
[. . . . . . . γεί]τον', ἔνθ[εν
[. . . . .] ἥκω ξυν[.]α . [
[. . . . . . . Κυλ]λήνης τε δύ[σβατον
[. . . . .] τε χῶρον ἐς δ' ὑ[
[ὡς εἴτε ποι]μὴν εἴτ' ἀγρωτή[ρων τις ἢ
[μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται
[ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους
[θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,
[τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,
[τῷδ' α]ὐτόχρημα μισθὸς ἔσθ' ὁ κε[ίμενος.

(ΣΙΛΗΝΟΣ)

[ὦ Φοῖβε,] σοῦ φωνήμαθ' ὡς ἐπέκλυον

17 [ἀλλ' οὔ]τις: vel e.g. [ζητῶν] τις vel [εἴ πως] τις [αὐτοὺς εἶλε 18–23 in duobus fragmentis continentur de quorum sede id solum constat quod inferiori huius col. parti tribuenda sunt 22 De hoc versu laudatum est in marg. Theonis (?) exemplar 32–3 ἐς κτλ.: εἰ δ' ὑ[ληβάτης ἐνταῦθα ποι]μήν ci. Wilam.]θ[in marg. add. m. 2; de quadam Theonis v. l. fort. agebatur 33 αγρωστη[𝔓 34 [μαριλοκαυ]τῶν: cf. Soph. Fr. 964. In marg.]ν add. m. 2 37 του παιωνος 𝔓: corr. Wilam. [τὰ δ]ῶρα vix spatium complet 39 [ὦ Φοῖβε] aegre capit lacuna; fort. melius conveniret neutr. plur. φωνηματ 𝔓, unde φώνημα τως legi potest; cf. 296

Digitized by Google

[βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμασι,
σπουδῇ τάδ' ἡ πάρεστι πρεσβύτῃ [μαθών,
σοί, Φοῖβ' Ἄπολλον, προσφιλὴς εὐε[ργέτης
θέλων γενέσθαι τῷδ' ἐπεσσύθην δρ[ό]μ[ῳ,]
ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγέσω.
τ[ό]τ' ἄγγε[λό]ς μοι κείμενον χρ[υ]σὸ[ν σ]τέφε
μά[λι]στ' ἐπ[. . . . .]αισ[ι π]ρόσθε σ . [. . . . .]ν,
παῖδας δ' ἐμ[οὺ]ς ὅσσοισι [. . .]ανε[.]βα[. .] . [. . . .]
. [. . . . ιμ]' [ἄ]ν, εἴπερ ἐκτελεῖς ἅπερ λέγεις.
(Ἀπ.) [. . . . .] . [.]ω· μοῦνον ἐμπ[έδου τ]άδ[ε.
(Σι.) τὰ[ς βοῦς ἀπάξω σ]οι· σὺ δ' ἐμπέδου [δόσι]ν.
(Ἀπ.) [ἕξει σφ' ὅ γ' εὑ]ρὼν ὅστις ἔσθ'· ἑτ[οῖ]μ[α] δέ.
(Σι.) [. . . . .]ισ . . [.]ε[.]ζητ[. . . . .
(Ἀπ.) [. . . . .]εσο . [
(Σι.) [ ] Col. iii
(Ἀπ.) [. . .] . α[
(Σι.) τί τοῦτο; πο[ίαν δωρεὰν ἄλλην λέγ]εις;
(Ἀπ.) ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.

ΧΟ(ΡΟΣ) ΣΑΤΥ(ΡΩΝ)

ἴθ' ἄγε . [. . . . .
πόδα βά[σιν τε . . . .]ν
ἀπαπαπ[αῖ . . . .]
ὢ ὤ, σέ τοι [. . . . .]
ἔπιθι κλωπ[. . . . .]
ὑπόνομα κ[. . . . .]
διανύτων ό[. . . . .]

46 π]ρόσθε σ . [potius quam π]ρόσθες . [47 οσσοισι ex οσοισι corr. m. 2 50 [λόγο]ν ci. H. Richards 52 In marg. ἀλλ]ότρια τ[(?) add. m. 2 59 In marg. τὰ ἴχν(η) add. m. 2, quod ad βά[σιν spectat

Digitized by Google

[ἀλλ' οὔ]τις [. . . . .] . [
.   .   .   .
[   ]σ[
[. . . . .]λ[   ]κιο[
[. . . . .]ισ[ἔ]πειτα [δὲ
τὰ Θεσσαλῶν [τ' ἔγκαρπα πεδί' ἐ]πεσσύθην
Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ[εις,
[ἔπει]τα δ['] . [

Desunt versus fere quattuor.

Col. ii [. . . . .]ς Δωρικο[
[. . . . . . . γεί]τον', ἔνθ[εν
[. . . . .] ἥκω ξυν[.]α . [
[. . . . . . . Κυλ]λήνης τε δύ[σβατον
[. . . . .] τε χῶρον ἐς δ' ὑ[
[ὡς εἴτε ποι]μὴν εἴτ' ἀγρωτή[ρων τις ἢ
[μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται
[ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους
[θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε,
[τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ,
[τῷδ' α]ὐτόχρημα μισθὸς ἔσθ' ὁ κε[ίμενος.

(ΣΙΛΗΝΟΣ)

[ὦ Φοῖβε,] σοῦ φωνήμαθ' ὡς ἐπέκλυον

17 [ἀλλ' οὔ]τις: vel e.g. [ζητῶν] τις vel [εἴ πώς] τις [αὐτοὺς εἷλε 18–23 in duobus fragmentis continentur de quorum sede id solum constat quod inferiori huius col. parti tribuenda sunt 22 De hoc versu laudatum est in marg. Theonis (?) exemplar 32–3 ἐς κτλ.: εἰ δ' ὑ[ληβάτης ἐνταῦθα ποι]μήν ci. Wilam.]θ[in marg. add. m. 2; de quadam Theonis v. l. fort. agebatur 33 αγρωστη[𝔓 34 [μαριλοκαυ]τῶν: cf. Soph. Fr. 964. In marg.]υ add. m. 2 37 του παιωνος 𝔓: corr. Wilam. [τὰ δ]ῶρα vix spatium complet 39 [ὦ Φοῖβε] aegre capit lacuna; fort. melius conveniret neutr. plur. φωνηματ 𝔓, unde φώνημα τως legi potest; cf. 296

Digitized by Google

[βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμασι,
σπουδῇ τάδ' ᾗ πάρεστι πρεσβύτῃ [μαθών,
σοί, Φοῖβ' Ἄπολλον, προσφιλὴς εὐε[ργέτης
θέλων γενέσθαι τῷδ' ἐπεσσύθην δρ[ό]μ[ῳ,]
ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγέσω.
τ[ό]τ' ἀγγε[λό]ς μοι κείμενον χρ[υ]σὸ[ν σ]τέφε
μά[λι]στ' ἐπ[. . . . .]αισ[ι π]ρόσθε σ . [. . . . .]ν,
παῖδας δ' ἐμ[οὺ]ς ὅσσοισι [. . .]ανε[.]βα[. .] . [. . . .]
. [. . . . ιμ]' [ἄ]ν, εἴπερ ἐκτελεῖς ἅπερ λέγεις.
(Ἀπ.) [. . . . .] . [.]ω· μοῦνον ἐμπ[έδου τ]άδ[ε.
(Σι.) τὰ[ς βοῦς ἀπάξω σ]οι· σὺ δ' ἐμπέδου [δόσι]ν.
(Ἀπ.) [ἕξει σφ' ὅ γ' εὑ]ρὼν ὅστις ἔσθ'· ἑτ[οῖ]μ[α] δέ.
(Σι.) [. . . . .]ισ . . [.]ε[.]ζητ[. . . . .
(Ἀπ.) [. . . . .]εσο . [
(Σι.) [ ] Col. iii
(Ἀπ.) [. . .] . α[
(Σι.) τί τοῦτο; πο[ίαν δωρεὰν ἄλλην λέγ]εις;
(Ἀπ.) ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων.

ΧΟ(ΡΟΣ) ΣΑΤΥ(ΡΩΝ)

ἴθ' ἄγε . [. . . . .
πόδα βά[σιν τε . . . .]ν
ἀπαπαπ[αῖ . . . .]
ὢ ὤ, σέ τοι [. . . . .]
ἔπιθι κλωπ[. . . . .]
ὑπόνομα κ[. . . . .]
διανύτων ὀ[. . . . .]

46 π]ρόσθε σ . [potius quam π]ρόσθες . [47 οσσοισι ex οσοισι corr. m. 2 50 [λόγο]ν ci. H. Richards 52 In marg. ἀλλ]ότρια τ[(?) add. m. 2 59 In marg. τὰ ἴχν(η) add. m. 2, quod ad βά[σιν spectat

Digitized by Google

πατρικὰν γᾶρ[υν . . . .]
πῶς πᾷ τὰ λάθρι[α νύχια
κλέμματα ποσσὶ [. . . . .]
εἴ πως, ἂν τύχω, πο . [. . . . .]
πατρί τ' ἐλεύθερον β[. .] . . μετ[.]
συνάμα θεὸς ὁ φίλος ἀνέτω
πόνους προφήνας
ἀρίζηλα χρυσοῦ παραδείγματα.
Σιληνό(s). θεοὶ Τύχη καὶ δαῖμον ἰθυντήριε,
τυχεῖν με πράγους οὗ δράμημ' ἐπείγεται,
λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
Φοίβου κλοπαίας βοῦς ἀπεστερημένου.
τῶν εἴ τις ὀπτήρ ἐστιν ἢ κατήκοος,
ἐμοί τ' ἂν εἴη προσφιλὴς φράσας τόδε,
Φοίβῳ τ' ἄνακτι συντελὴς εὐεργέτης.
[. . . . . . .]α[. .]τ[. .]ς τοῦ λό[γο]υ θ' ἅμα [
Col. iv μήνυ[τρα
(Χο.) ἰὼ σ[
ὑπο[
δ' οὐδ[
(Σι.) φησίν τις, ἢ [οὐδείς φησιν εἰδέναι τάδε;
ἔοικεν ἤδη κ[αὶ πρὸς ἔργ' ὁρμᾶν με δεῖν.

65 γῆρ[υν 𝔓 66 δ]ιαννχ(ια) in Theonis exempl. initio scriptum esse notat m. 2, unde νύχια vel simile aliquid in textu fuisse colligimus 70 ξυν ex συν corr. m. 2, quae etiam litteras σοφιλοσανετω add. m. 1 θες scripsisse veri simile est 72 αριζηλα in fin. versus 71 𝔓 73 εἰθυντήριε legisse Aristophanem (?) not. m. 2 74 πραγους ex πραγος corr. m. 2 77 In marg. add. m. 2 λ[(?) 78 [ε]μοιγ et δρασας 𝔓: corr. Wilam. τόδε: v. l. τάδε m. 2 79 προστελης 𝔓 82–3 His versibus vv. ll. quasdam e Theonis exemplari adscr. m. 2 85–6 e. g. supplevi

Digitized by Google

ἄγ' εἶα δὴ πᾶς σ[
ῥινηλατῶν ὀσμ[αῖσι
αὔρας ἐάν πῃ πρ[
διπλοῦς ὀκλάζω[ν . . . .]ν
ὕποσμος ἐν χρῷ . [. . . . .]
οὕτως ἔρευναν καὶ π[. . . . .] .
ἅπαντα χρηστὰ κα[ὶ . . . . τε]λεῖν.
(Ἡμιχ.) θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·
ἔχειν ἔοιγμεν· ἴσχε· μὴ . ρ[. . . .]τει.
(Ἡμιχ.) ταῦτ' ἔστ' ἐκεῖνα τῶν βοῶν τὰ βήματα.
(Ἡμιχ.) σίγα· θεός τις τὴν ἀποι[κία]ν ἄγει.
(Ἡμιχ.) τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἄρ'] ἤνομεν;
τί; τοῖσ[ι] ταύτῃ πῶς δοκεῖ;
(Ἡμιχ.) δοκεῖ πάνυ.
σαφῆ γὰρ αὔθ' ἕκαστα σημαίνει τάδε.
(Ἡμιχ.) ἰδοὺ ἰδού·
καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλιν.
(Ἡμιχ.) ἄθρει μάλα·
αὔτ' ἐστὶ τοῦτο μέτρον ἐκμε[τρού]μενον.
(Ἡμιχ.) χώρει δρόμῳ καὶ τα[. . . . .] . ν ἔχου
[. . .]οπ . [. . . . .] . [. . . . .]μενος

90 *δίπους* ci. Wilam. 93 *χρηστά* : v. l. *χρῆσθαι* e Theonis exempl. attulit m. 2 94 In marg. sin. ᾱ versum centesimum indicat 97 *σιγ* omisit m. 1, add. m. 2. Sub his litteris paragraphus iniuria, ut videtur, deletus est. Paragraphos etiam sub 98, 99 (bis), 103, 104 habet 𝔓; versus ex sententia Wilam. distribui, nisi quod ille Chorum in tres partes dividit 96 *σήματα* ed. 1 : *βήματα* rectius P. Maas : idem *ἐκείνων* ci. coll. 110 98 *ετι δ* in rasura m. 2, deleto postea *ε*; v. l. *ἔτι δρῶ(μεν)* m. eadem in marg. exscripsit [*ἄρ'*] *ἤνομεν* (Murray) quam [*ἐξ*]*ήνομεν* (Wilam., ed. 1) fort. melius 99 *τοῖσ[ι]* : *σ* (?) ex alia quadam litt. corr. m. 2 102 *τοὐπίσημον* : *τοὐπίσιμον* (?) legisse Ni(candrum?) not. m. 2 104 *ἐκμε[μαγ]μένον* ci. Pearson 105 *δρομωι* supra lin. m. 2; *χετ*[.] . *ι* (?) m. 1 *καί* : *ι* add. m 2

Digitized by Google

Col. v ῥοίβδημ' ἐάν τις τῶν [βοῶν δ]ι' οὗς [λάβῃ.

ῥοῖβδος

(Ἡμιχ.) οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθέγματος,
ἀλλ' αὐτὰ μὴν ἴχ[νη τε] χὼ στίβος τάδε
κείνων ἐναργῆ τῶν βοῶν μαθεῖν πάρα.
(Ἡμιχ.) ἔα μάλα.
παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα.
εἰς τοὔμπαλιν δέδορκεν αὖ· τάδ' εἴσιδε.
τί ἐστὶ τουτί; τίς ὁ τρόπος τοῦ τάγματος;
εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δ' αὖ
ἐναντί' ἀλλήλοισι συμπ[επλεγ]μένα.
δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.
(Σι.) τίν' αὖ τέχνην σὺ τήν[δ' ἄρ' ἐξ]εῦρες, τίν' αὖ;
πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν
πρὸς γῇ. τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω.
ἐχῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
ἤ τις πίθηκος κύβδ' ἀποθυμαίνεις τινί.
τί ταῦτα; ποῦ γῆς ἐμάθετ' ἐν ποίῳ τόπῳ;
σημήνατ', οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
(Χο.) ὖ ὖ ὖ ὖ.
(Σι.) τ[ί τοῦτ' ἰύζεις;] τίνα φοβῇ; τίν' εἰσορᾷς;
τ[ί δεῖμ' ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων;
ἀ[γχοῦ τις ἦχε]ι κέρχνος· ἱμείρεις μαθεῖν

107 *ροιβδημ εαν τις* ex *ροιβδειαντι* corr. m. 2; *ροιβδοι* scripsit m. 1. *ῥοῖβδος* inter hunc et sequentem versum parepigraphe est   109 *αυ* ex *οι* vel *η* et *στιβ* ex *στιλβ* corr. 𝔓   post *στίβος* vel *δέδορκεν* interpungendum censet Wilam.   113 *αῦ* 𝔓, quamobrem *δέδορκεν· αὐτὰ δ'* scribere nolui   114 *τουτί*: v. l. *ταυτί* m. 2   *τάγματος*: v. l. *πράγματος* m. 2   118–19 Fort. scribendum *τίν' αὖ, πρόσπαιον* (adv.) *ὧδε κεκλιμ[ένος] . . . πρὸς γῇ;*   122 *κυβ αποθυμαινεις* m. 1, *δ* suprascr. m. 2: *κύβδα θυμαίνεις* ed. 1; tentabam etiam *ἀπιθμαίνεις*, coll. Hesych. *ἰθμαίνων*   123 *τροπωι* 𝔓, corr. Wilam.

τ[ίς ἦν; τί] σιγᾶθ', οἱ πρὸ τοῦ [λαλίστ]ατοι;
(Χο.) σ[ίγα μὲν οὖν.]
(Σι.) τ[ίν' ἔστ' ἐκεῖθε]ν ἀπονοσ[φίζ]εις ἔχων;
(Χο.) ἄ[κουε δή.]
(Σι.) καὶ πῶς ἀκούσ[ω μηδεν]ὸς φωνὴν κλύων; Col. vi
(Χο.) ἐμοὶ πιθοῦ.
(Σι.) ἐμ[ὸν] δίω[γμά γ' οὐδα]μῶς ὀνήσετε.
(Χο.) ἄκουσον αὖ τοῦ χρ[ήμα]τος χρόνον τινά,
οἵῳ 'κπλαγέντες ἐνθάδ' ἐξενίσμεθα
ψόφῳ τὸν οὐδεὶς π[ώπο]τ' ἤκουσεν βροτῶν.
(Σι.) τί μοι ψόφον φοβ[εῖσθε] καὶ δειμαίνετε,
μάλθης ἄναγνα σώματ' ἐκμεμαγμένα,
κάκιστα θηρῶν ὄντ[ες, ἐ]ν πάσῃ σκιᾷ
φόβον βλέποντες, πάντα δειματούμενοι,
ἄνευρα κἀκόμιστα κἀνελεύθερα
διακονοῦντες, [σ]ώ[μ]ατ' εἴ[σ]ιδ[ε]ῖν μόνον
καὶ γλῶσσα καὶ φ[αλ]ῆτες; εἰ δέ που δέῃ,
πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
τοιοῦδε πατρός, ὦ κάκιστα θηρίων,
οὗ πόλλ' ἐφ' ἥβης μνήματ' ἀνδρείας ὕπο
κεῖται παρ' οἴκοις νυμφικοῖς ἠσκημένα,
οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλουμένου,

128–9 Fort. ἀ[γχοῦ τίς ἤχε]ι κέρχνος . . . μαθεῖν; τί δῆτα κτλ. ειμειρει[s] m. 1, primum ε del. m. 2 (?) : ἱμείρω ci. Wilam. 129 v. l. σιγᾶθ' οἱ πρὸ τοῦ e solo Theonis exempl. adscr. m. 2 : σιγ]ᾶτ', ὦ ed. 1 cum m. 1. 136 αὐτός ci. Maas χρ[ήμα]τος : cf. 365 137 π[λ]αγεντες . . . εξ[ω]ργισμεθα (?) m. 1 'κπλαγ(έντες) Aristophanem (?) legisse et ἐνθάδ' ἐξενίσμεθα solum Theonis exemplar praebuisse not. m. 2 139 Post ψόφον interpunxit 𝔓 140 εκμεμαγμενοι m. 1, -μενα legisse Aristophanem (?) not. m. 2 141 ὄντ[α κἀ]ν, quod ci. Pearson, spatio non convenit 150 δουλουμένου : δειλουμένου Ni(cander), quod praefert Wilam.

Digitized by Google

οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
πτήσσοντος, ἀλλ' ἀ[κ]μαῖσιν ἐξειργασμένοι·
ἃ νῦν ὑφ' ὑμῶν λάμ[πρ' ὑ]πορρυπαίνεται
ψόφῳ νεώρει κόλακι ποιμένων ποθέν,
[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν.
πλοῦτον δὲ χρυσόφαντον ἐξαφίετε
ὃν Φοῖβος ὑμῖν εἶπε κἀνεδέξατο,
καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
Col. vii ὑμῖν τε κἀμοί· ταῦτ' ἀφέντες εὕδετε.
εἰ μὴ 'νανοστήσαντες ἐξιχνεύσετε
τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλον,
κλαίοντες αὐτῇ δειλίᾳ ψοφήσετε.
(Χο.) πάτερ, παρὼν αὐτός με συμποδηγέτει,
ἵν' εὖ κατειδῇς εἴ τίς ἐστι δειλία.
γνώσει γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγων.
(Σι.) ἐγὼ παρὼν αὐτός σε προσβιβῶ λόγῳ
κυνορτικὸν σύριγμα διακαλούμενος.
ἀλλ' εἶ' ἐφίστω τριζύγης οἴμου βάσιν,
ἐγὼ δ' ἐν ἔργοις παρμένων σ' ἀπευθυνῶ.
Χο(ρός). ὖ ὖ ὖ, ψ ψ, ἆ ἆ, λέγ' ὅ τι πονεῖς.
τί μάτην ὑπέκλαγες ὑπέκριγες
ὑπό μ' ἴδες; ἔχεται
ἐν πρώτῳ τίς ὅδε τρόπ[ῳ;
ἔχει· ἐλήλυθεν, ἐλήλ[υθεν·

152 ἀ[κ]μαῖσιν : vel ἀ[ἰχ]μαῖσιν εξει[ρ]γασμενα m. 1, -ου supra lin. add. m. 2 153 ημων m. 1, υ supra η m. 2 ὑ]πορρυπαίνεται : vel ἀ]πορ. Post hunc versum lacunam indicat Wilam. 159 ἀφέντες: primum ε ex α corr. m. 2; m. 1 fort. απαντες scripserat 165 λέγων: v. l. ineptam λόγων add. m. 2 168 Cf. Soph. *Trach.* 339 170 An ὑυύψ, ψαᾶ (Wilam.)? 172 υπ εμ(ε) m. 1, v. l. ὑπό μ' m. 2 173 εν ex ε corr. m. 2 174 ελελυθεν bis m. 1, corr. m. 2

Digitized by Google

ἐμὸς εἶ, ἀνάγου.
δεῦτ', ὤ, τίς ὅδε . [. . . .] . της
ὁ δράκις, ὁ γράπις [. . . . .]
οὐρίας οὐρίας αδ[. . . . . .]κεις
παρέβης· μεθυ[. . . . .]
ὅ τι ποτε φερε[. . . . .] . ι[.]ν
ἔποχον ἔχει τι[. . . . .]
στίβος ὁδενεσ[. . . . .]
στράτιος στράτ[ιος . . . .]ν[. .]
δεῦρ' ἔπου· τ[.] δρ[. . . . .]
ἔνι βοῦς ἔνι πόνο[Col. viii
μὴ μεθῇ κρ[ο]κι . [
σὺ τί καλ[ὸ]ν ἐπιδ[
ὅδε γ' ἀγαθὸς ὁ τρε[
κατὰ νόμον ἕπετα[ι
ἐφέπου ἐφέπου μ[
ὀπποποῖ· ἆ μιαρέ, γε[
ἦ τάχ' ὁπόταν ἀπίῃ[ς
ἀπελεύθερος ὢν ολ . [
ἀλλὰ μὴ παραπλακ[
ἔπιθ' ἔπεχ' εἴσιθ' ἴθι [
τ[ὸ] δὲ πλάγιον ἔχομ[εν
πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;
οὐκ εἰσακούεις, ἢ κεκώφη[σαι, ψόφον;

176 *δευτερω* m. 1, v. l. *δεῦτε ὤ* m. 2 177 *δράκις* iuxta *γράπις* in *δρακείς* vix mutandum 180 v. l. *νόμος νόμον* e Theonis exempl. add. m. 2, sed *νο]μ[ο]ν* in fine versus non scripserat m. 1; fort. *νό]μι[ο]ν* 186 *με* ex *δε* corr. m. 2 192 *ἦ*: *η* supra *ει* scr. m. 2 193 non erat *ολβ[* 195 *εἴσιθ'*: *ἔπιθ'* ci. Wilam. 197 Versum cc indicat in marg. sin. adscr. *β̄*

Digitized by Google

(Σι.) σί[γα·] τί ἔστιν;
(Χο.) οὐ μενῶ.
(Σι.) μέν', εἰ δύνᾳ.
(Χο.) οὐκ ἔστιν, ἀλλ' αὐτὸς σὺ ταῦθ' [ὅπῃ θέλεις
ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν
τὰς βοῦς τε καὶ τὸν χρυσὸν [. . . . .]ε[.]
μὴ πλεῖστ[ον] ἔτι σ[. .]ν[. . . . .]
χρόνον.
(Σι.) ἀλλ' οὔ τι μ[ή σοί] μ[' ἐκλιπεῖν ἐφήσομαι]
οὐδ' ἐξυπελ[θεῖ]ν τ[οῦ πόνου πρίν γ' ἂν σα]φῶς
εἰδῶμεν ὅν[τιν'] ἔ[νδον ἥδ' ἔχει στέγη.]
(Χο.) ἰὼ γ . [. . . . .]
φθέγμ' ἀφύσ[ε]ις [. . . . . . .]ου
[.]ηδ[. . . . . μισ-]
Col. ix θὸ[ν δ]όμοισιν ὀλβίσῃς.
(Σι.) ὁ δ' οὐ φανεῖται τοῖσιν· ἀλλ' ἐγὼ τάχα
φέρων κτύπον πέδορτον ἐξαναγκάσω
πηδήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν
ὥστ' εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.

(ΚΥΛΛΗΝΗ)

θῆρες, τί τόνδε χλοερὸν ὑλώδη πάγον
ἔνθηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;

199 Versum sic dividit 𝔓: (A) σί[γα.] (B) τί ἔστιν; (A) οὐ μενῶ. (B) μέν' εἰ θέλεις: sed cum 197–8 et 200–3, ut videtur, Chori sint, τί ἔστιν aut cum σίγ[α] aut cum οὐ μένω coniungendum est. Pearson 200–3 Sileno tribuere mavult. σι[γῶ] praefert Wilam., qui ad fin. δύνᾳ ex sequente versu transposuit 200 οπηι δυναι scripserat m. 1, ὅπῃ θέλεις esse βέλ(τιον) not. m. 2 202–3 [ὡς ἐμοὶ δοκ]ε[ῖ . . . ἔτι μ[έ]ν[οντα (non incongruum) διατελεῖν] e. g. ci. Pearson; cf. not. ad 199 208 φθέγμ' ἀφύσ[ε]ις: φθεγ[m. 1, v. l. φθέγμα ἀφύσ[ε]ις in marg. add. m. 2 214 ᾖ: ει 𝔓 215 χλοερόν: χῶρον (an χλωρόν?) legisse Aristophanem (?) not. m. 2

Digitized by Google

τίς ἥδε τέχνη, τίς μετάστασις πόνων
οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,
ὑμῖν ὃς αἰεὶ νεβρίνῃ καθημμένος
δορᾷ χεροῖν τε θύρσον εὐπαλῆ φέρων
ὄπισθεν εὐιάζετ' ἀμφὶ τὸν θεὸν
σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;
νῦν δ' ἀγνοῶ τὸ χρῆμα, ποῖ στροφαὶ νέ[ω]ν
μανιῶν στρέφουσι· θαῦμα γάρ· κατέκλυον
ὁμοῦ πρέπον κέλευμά πως κυνηγετῶν
ἐγγὺς μολόντων θηρὸς εὐναίου τροφῆς,
ὁμοῦ δ' ἂν αὖτι[ς . .] . . αι φωρ[. . .] . . [. .]
γλώσσης ἐτείνε[τ' ε]ἰς κλοπὴν [. . . . .] . έναι·
αὖτις δ' α[. . . .]τ[. . . .] . . μένων [. . . . .]α
κηρυκ[. .] . . ι[. . . . .] . κηρυγμα[. . .
καὶ ταῦτ' ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι
κληδὼν ὁμοῦ πάμφυρτ' ἐγειτν[ία στέγῃ.]
[καὶ] ταῦτ' ἂν ἄλλως ἢ κλ[.] . . . . . μ[. . . . .]
[φων]ῶν ἀκούσασ' ὧδε παραπεπαισμένων
. . . [. . .]φ . [.]η[.] . . . . νων ὑμᾶς νοσεῖν
νο[σ . . τί νύμφη]ν ἔτι ποεῖτ' ἀναιτίαν;

Χο(ρός). νύμφα βαθύζωνε π[αῦσαι χόλου (στρ.) Col. x
τοῦδ', οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι
δᾴου μάχας οὐδ' ἄξενό[ς που σέθεν
γλ[ῶ]σσ' ἂν μάταιός τ[' ἀφ' ἡμῶν θίγοι.
μή με μὴ προψαλ[άξῃς κακοῖς,

217 *μετασις* m. 1, corr. m. 2   218 *ειδες* 𝔓 : corr. Wilam.   221 *ευιαζετ* m. 1, *τ* del. et *s* suprascr. m. 2, *ζή(τει)* in marg. sin. addito   222 *ποδων* 𝔓 : corr. Wilam.   223 *νέ[ω]ν* spatio vix congruum est; fort. *νέον* erat   224 *γὰρ κατήλυθεν* Theonis exemplar   225, 227 *ομ* ex *εμ* corr.   226 *στροφῆς* ci. Wilam.   235 Fort. *φα[ί]η[ν] ἄν*   237 *νυμφη* 𝔓   238 *τοῦδ'* : *ῦ* inseruit m. 2   241 *μηδε* m. 1, *δε* del. m. 2

Digitized by Google

ἀλλ᾽ εὐπετῶς μοι πρ[όφανον τὸ πρᾶγ-
μ᾽, ἐν τόποις τοῖσ[δε τίς νέρθε γᾶς ὧδ᾽ ἀγα-
στῶς ἐγάρυσε θέσπιν αὐδά[ν;

(Κυ.) ταῦτ᾽ ἔστ᾽ ἐκείνων νῦν [τρόπων πεπαίτερα,
καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
νύμφης· ἐμοὶ γὰ[ρ οὔ]κ [ἀρεστόν ἐστ᾽ ἔριν
ὀρθοψάλακτον ἐν [λ]όγο[ισ]ιν [ἱστάναι.
ἀλλ᾽ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.

(Χο.) τόπων ἄνασσα τῶνδε, Κυλλήνης σθένος,
ὅτου μὲν οὕνεκ᾽ ἦλθον ὕστερον φράσω·
τὸ φθέγμα δ᾽ ἡμῖν τοὖθ᾽ ὃ περιφωνεῖ φράσον
καὶ τίς ποτ᾽ αὐτῷ διαχαράσσεται βροτῶν.

(Κυ.) ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδ᾽ εἰδέναι σαφῶς
ὡς εἰ φανεῖτε τὸν λόγον τὸν ἐξ ἐμοῦ,
αὐτοῖσιν ὑμῖν ζημία πορίζεται.
καὶ γὰρ κέκρυπται τοὔργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξεται λόγου.
Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
[τήνδ᾽ ἧκε, κἀξέπραξεν ἀβουλ]εύσατο
[. . . . .]υ . [.] φίλας
Col. xi [. . . . . . .] λήθῃ τῆς βαθυζώνου θεᾶς.
[κατὰ σπέ]ος δὲ παῖδ᾽ ἐφίτυσεν μόνον,
[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·

244 om. m. 1, in marg. superiore add. m. 2 247 λακασμάτων ci. Wilam. 252 In dialogo sequente non Chorum sed Silenum loqui censet Wilam.; cf. tamen 291–2, 330–2 254 ὅπερ φωνεῖ cum 𝔓, ut videtur, ed. 1: corr. H. Richards: τοῦτο πῶς φ. Theonis exemplar 262 e. g. supplevimus ego et Murray

Digitized by Google

[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
[κάδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
[ἐξευθ]ετίζω νύκτα καὶ καθ' ἡμέραν.
[ὁ δ' α]ὔξεται κατ' ἦμαρ οὐκ ἐπεικότα
[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μ' ἔχει.
[οὔπω γ]ὰρ ἕκτον ἦμαρ ἐκπεφασμένος
[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
κἀξορμενίζει κοὐκέτι σχολάζεται
βλάστη· τοιόνδε παῖδα θησαυρὸς στέγει.
[δυσεύρε]τός [τ' ἔτ]' ἐστὶ τοῦ πατρὸς θέσει.
ἀφ[ανεῖ δ' ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
καὶ π[όλ]λ' ἐθά[μβεις, αὐτὸ]ς ἡμέρᾳ μιᾷ
ἐξ ὑπτίας κ[ίστης γ' ἐμηχ]ανήσατο·
τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
ἔμμεστον ἄ[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]

(Χο.) ἄφρασ[το . . . .] παῖς βοᾶς
παιδο[. . . . .]μαζεισ[(ἀντ.
θηρευμ[α . . . .]· λέγει[ς
φωνημ[α . . . .]σεθου[
τόνδ' ἀφ[. . . . .]ον[
τως ἐξεφ[. . . . .]
ροντ' ἄπα[. . . . .] ἐ[κ θανόν-
τος πορίζειν τοιάνδε γᾶρυν. Col. xii

273 v. l. ἡμέρας πεφασμένος in marg. add. m. 2, quod ex ἕκτην ἡμέραν πεφ. ortum esse videtur 274 [γυίοι]ς Wilam.; [πρίστη]ς (= πριστὴρ ὀδούς) ci. Murray, [μέτροι]ς (cf. Eur. *Ion* 354) Pearson 275–6 καξ. . . . βλάστη = Soph. Fr. 294 κοὐκ ἐπισχολάζεται libri: κοὐκ ἔτι σχολ. iampridem Meineke]μενειζει secundo ε postea del. 𝔓 τεγει m. 1, corr. m. 2, quae v. l. τρέφει in marg. add. 278 φθέγμα : φθεγγμ 𝔓 283 βοης 𝔓 290 γῆρυν 𝔓

Digitized by Google

(*Κυ.*) *μὴ νῦν ἀπίστει, πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.*
(*Χο.*) *καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;*
(*Κυ.*) *πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δ' ἄναυδος ἦν ὁ θήρ.*
(*Χο.*) *ποῖός τις ἦν εἶδος; προμήκης ἢ 'πίκυρτος ἢ βραχύς;*
(*Κυ.*) *βραχὺς χυτρώδης ποικίλῃ δορᾷ κατερρικνωμένος.*
(*Χο.*) *ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ 'τως πόρδαλις;*
(*Κυ.*) *πλεῖστον μεταξύ, γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.*
(*Χο.*) *οὐδ' ὡς ἰχνεύμων προσφερὲς πέφυκεν οὐδ' ὡς καρκίνος;*
(*Κυ.*) *οὐδ' αὖ τοιοῦτόν ἐστιν, ἀλλ' ἄλλον τιν' ἐξευροῦ τρόπον.*
(*Χο.*) *ἀλλ' ὡς κεράστης κάνθαρος δῆτ' ἐστὶν Αἰτναῖος φυήν;*
(*Κυ.*) *νῦν ἐγγὺς ἔγνως ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.*
(*Χο.*) *τ[ί δ' αὖ τὸ] φωνοῦν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.*
(*Κυ.*) [. . . . .]*λο*[. . .]*ορίνη σύγγονος τῶν ὀστράκων.*

292 In marg. sin. adscr. $\bar{\gamma}$ versum ccc indicat 293 *των δ αναυδος* m. 1, v. l. *ζῶν δὲ νη*[*ῦδος* (?) in marg. m. 2 295 *χυτροιδης* m. 1, *τροχοιδη*(*s*) in marg. m. 2 *κατερρικνωμένος*: cf. Soph. Fr. 295 298 *ιχνευμ*[*ο*]*νι . . . καρκινωι* 𝔓, corr. Wilam. 303 *ορεινη* 𝔓, ε postea del. *τωστρακρεων* m. 1, *συγγονους οστρα*[e Theonis exempl. in marg. adscr. m. 2. utrum]*ορίνη . . . τῶν ὀστράκων* an *ὀρεινὴ . . . τῶν ὀστρέων* verum sit non liquet

Digitized by Google

(*Χο.*) [ποῖον δὲ τοὔνομ' ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.
(*Κυ.*) [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δ' αὖ λύραν ὁ π[αῖς κ]αλεῖ.
(*Χο.*) [22 litt.] . κτέανον ησύ[. . .] . τίνι;
(*Κυ.*) [23 „] δέρμα κ[. .]στ . [
[„ „]ον ὧδε κλαγγά[νει
[„ „]όρως ἐρείδεται
[24 „] πλεκτα . [
[„ „]λάδος κ[
[21 „ κόλ]λοπες δε[
[24 „]αμματω[
[25 „]ον[

Desunt versus unus vel duo.

καὶ τοῦτο λύπης ἔστ' ἄκεστρον καὶ παραψυκτήριον Col. xiii
κείνῳ μόνον, χαίρει δ' ἀλύων καί τι προσφων[ῶν μέλος
ξύμφωνον· ἐξαίρει γὰρ αὐτὸν αἰόλισμα τῆς λύρας.
οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμ' ἐμηχανήσατο.
Χο(ρός). ὀ⟨ρθο⟩ψάλακτός τις ὀμφὰ κατοιχνεῖ τόπου,
πρεπτὰ ⟨δ' αὖ⟩ διὰ τόνου φάσματ' ἔγ- (στρ.)
χωρ' ἐπανθεμίζει·

304 πλέον: vel παρόν 307 Fort. κ[ῶ]στρ[ακον, quod ci. Wilam. Stichomythia paulo longius trahi potuit 313]αμματων m. 1, ο supra primum α add. m. 2, fort. ὀμμάτων ex ἀμμάτων corrigens 321 οψαλακτος 𝔓: corr. Murray; cf. 249 et 362: ἀπροψάλακτος ci. Wilam. ομφη 𝔓 322 πρὲπτᾱ 𝔓, πρ reformavit m. 2: πρεπτὰ δ' αὖ scripsi, coll. 363 et Hesych. πρεπτα· φαντάσματα, εἰκόνες 323 ἐπανθεμίζεται Theonis exemplar, contra numeros

τὸ πρᾶγμα δ' οὗπερ πορεύω βάδην,
ἴσθι τὸν δαίμον' ὅστις ποθ' ὃς
ταῦτ' ἐτεχνήσατ', οὐκ ἄλλος ἐστὶν κλοπεὺς
ἀντ' ἐκείνου, γύναι, σάφ' ἴσθι.
σὺ δ' ἀντὶ τῶνδε μὴ χαλε-
φθῇς μηδὲ δυσφορηθῇς.
(*Κυ.*) [τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδισας;
(*Χο.*) [οὐ μὰ Δία σ', ὦ πρέσ]βειρα, χειμάζειν [θέλω.
(*Κυ.*) [μῶν τὸν Διὸς παῖδ' ὄ]ντα φηλήτην κα[λεῖς;
(*Χο.*) [. . . . .] ἂν αὐτῇ τῇ κλοπῇ.
(*Κυ.*) [. . . . . ε]ἴ γε τἀληθῆ λέ[γεις.
(*Χο.*) [. . . . . τ]ἀληθῆ λέγ[ω.
[. . . . . κεκλο]φέναι σάφ[' οἶδ' ἐγὼ
[. . . . .] δὲ βοῦς πάνυ
[. . . . .]ạ καθήρμο[σε
[. . . . .]λου τεμὼν [
[. . . . .]φο . δ[ο]ρα[

Desunt versus ut videtur duo.

Col. xiv (*Κυ.*) [. . . . .] ἄρτι μανθάνω χρόνῳ
[. . . . . ἐγχ]άσκοντα τῇ 'μῇ μωρίᾳ
[. . . . . ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
[σὺ δ' οὖν τὸ λοιπὸ]ν εἰς ἔμ' εὐδίαν ἔχων,
[εἴ σοι φέρει χάρ]μ' ἤ τι κερδαίνειν δοκεῖς,
[ὅπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·
[τὸν παῖδα δ' ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ

324 οὗπερ : υ contra numeros seclusit m. 2 ; fort. οἵπερ : corrupta haec esse censet Wilam. 329 εμοι δε 𝔓, corr. Wilam., ut evadat tetram. iamb. catal. ; tentabam etiam ἐμοὶ μηδὲ 332 φιλητην 𝔓 336 Stichomythia fort. longius progreditur

Digitized by Google

[μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον.
[οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
[οὔτ' αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
[εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
[ἄπορον ἄ]καρπον· τοῦδε δ' οὐ πεινῇ δόμος.
[ἄθρ]ει γένος, πρόσαπτε τὴν πονηρίαν
πρὸς ὅντιν' ἥκει· τῷδε δ' οὐχ οὕτω πρέπει.
ἀλλ' αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ
πώγωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
οὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
χανόντα κλαίειν ὕστερ'; ὧς ἐγὼ λέγω.

(Χο.) στρέφου λυγίζου τε μύθοις, ὁποί- (ἀντιστρ.)
αν θέλεις βάξιν εὕρισκ' ἀπό-
ψηκτον· οὐ γάρ με ταῦτα πείσεις
ὅπως τὸ χρῆμ' οὗτος εἰργασμένος
ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν
που δορὰς ἢ 'πὸ τῶν Λοξίου.
μή με τᾶ[σδ' ἐ]ξ ὁδοῦ βίβαζε.

Desunt versus fere quattuor.

(Χο.) [ὁ Ζ]εὺς γὰρ [Col. xv
(Κυ.) [ὁ] παῖς κλο[π

354 τουδετουπαναι m. 1, spiritum asperum supra ου et δ' supra secundum τ add. m. 2: πεινῇ Wilam.: τοῦδε δ', οὗ πλανᾷ δόμους, ὄκνει ci. Pearson 356 δ' ex τ corr. m. 2 357 εισι 𝔓 νέος: πάλαι ci. Wilam. 358 κνικωι 𝔓 360 εἰς θεούς ci. Wilam. λοια χρη in ras. m. 2 361 υστερωιτεγωγελω m. 1, τ supra prius γ scr. m. 2, et in marg. υστερωσεγω add. ὧς ἐγὼ λέγω scripsi, etsi ὕστερ', ὡς ἐγὼ γελῶ non omnino ineptum est: Wilam. nunc ci. ὑστέρως, ἐγὼ λέγω. Fort. κλαίειν σ' 362 οποιαν in proximo versu 𝔓 363 θελοις m. 1, corr. m. 2 365 πως 𝔓: corr. Wilam. et Murray χρηματουτεσ m. 1: v. l. χρῆμα οὗτος e Theonis exempl. m. 2

Digitized by Google

(*Χο.*) [*εἴ*] *τοι πονη*[*ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.*
(*Κυ.*) *κακῶς ἀκού*[*ειν οὐ πρέπει Διὸς γόνῳ.*
(*Χο.*) *εἰ δ' ἔστ' ἀλη*[*θῆ, χρή με καὶ λέγειν τάδε.*
(*Κυ.*) [*ο*]*ὐ μὴ τάδ'* [*εἴπῃς*
. . . .
(*Κυ.*) [
(*Χο.*) [
(*Κυ.*) *τ*[
(*Χο.*) *ι*[
(*Κυ.*) *υ*[
(*Χο.*) [
(*Κυ.*) *λ*[
(*Χο.*) *γ* . [. . . .]*α* . . [
(*Κυ.*) *πο*[*ῦ*] *καὶ βόας νέμουσι τ*[
(*Χο.*) *πλείους δέ γ' ἤδη νῦν* [
(*Κυ.*) *τίς, ὦ πόνηρ', ἔχει; τί πλ*[
(*Χο.*) *ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλῃμένος.*
(*Κυ.*) *τὸν παῖδα παῦσαι τὸν Διὸς* [*κακῶς λέγων.*
(*Χο.*) *παύοιμ' ἂν εἰ τὰς βοῦς τις ἐ*[*ξελᾶν θέλοι.*
(*Κυ.*) *ἤδη με πνίγεις καὶ σὺ χα*[*ὶ βόες σέθεν.*
(*Χο.*) [. . .]*λεισεπρ*[. . .]*υ*[. *ἐ*]*ξελαυν*[

Desunt versus fere xix.

Col. xvi *πελέθοις βοῶν* [414

Desunt versus fere xii.

378–9 fort. in unum coniungendi sunt 390 *ὅς*: *τοδ* m. 1, *ὅδ'* m. 2: corr. Wilam. et Murray *ἐστίν* om. m. 1, supplevit m. 2 391 *παῦσαι*: v. l. *παύου* m. 2 *του διος* 𝔓: corr. Wilam. 392 Versum cccc indicat in marg. sin. adscriptum δ̄ 394 [*ἀπο*]*λεῖ σε* ci. Murray 414 Post Col. xv periit, ut videtur, columna saltem una, cui tribuenda sunt verba *π*]*ελέθοις βοῶν* quae e Theonis exempl. in marg. exscripsit m. 2

Digitized by Google

Col. xvii

.
[
[
[
[
(Χο.) ἰοὺ ἰοὺ [
ἦν τ' ἔφη π[
οὗτος οὐ φ[
(Σι.) ὦ Λ[οξία (?)
ἰὼ δ[
(Χο.) ὦ Λοξία δε[
καὶ παρη[
τῶν [β]οῶ[ν
'Απόλλ(ων). [.]νυ . [
ε[.]ει[
βο[
ὀπο[
πρ[
μισθὸς [
ἐλεύθερο[
(Σι.) τὸν ἐγ[

Fragmenta quaedam incertae sedis.

1 (20)	2 (21)	3 (26)
. . .	. .	. . .
τῶ]ν βοῶ[ν	]	] βραβευμ[α
]ανεξ[	]	. : .

431 Post secundum ἰού litterae π[.]γ[(?) deletae sunt 432 τ ex δ corr. m. 2 Fr. 1-2 fort. Col. xv (369-94) tribuenda sunt Fr. 3 et 4 sunt e capite columnae

Digitized by Google

ἐ]στὶ το[ ]
]τασ[ ] γύν[αι
. . .] . ε·
]αι
. .

4 (27)
] . ιανει φράσ[
]ρ' ἀκ[. .] . [
. . .

5 (N. 293)

ἐνήλατα ξύλα
τρίγομφα διατορεῦσαί σε δεῖται

6 (N. 932)

βοῦκλεψ

Fr. 5 Locus corruptus; cf. Lob. *Phryn.* 178 Fr. 6 βοοικλεψ, βοόκλεψ libri: corr. Dindorf; huic fabulae tribuit Wilam. Soph. Fr. 847 ὅρκος γὰρ οὐδεὶς ἀνδρὶ φηλήτῃ βαρύς ex *Indagatoribus* esse ci. Maas.

Digitized by Google

II

ΣΟΦΟΚΛΕΟΥΣ ΕΥΡΥΠΥΛΟΣ

PERSONAE

EVRYPYLVS Mysus
NEOPTOLEMVS (?)
ASTYOCHE mater Eurypyli
NVNTIVS
CHORVS

Fabula Troiae agi videtur.

Digitized by Google

Digitized by Google

ΣΟΦΟΚΛΕΟΥΣ ΕΥΡΥΠΥΛΟΣ

1 (1)

. . .

(*A*) αι[
ἐρω[
χαλι[νο
ἐλθόν[τ
αὐτός σ[ε
εἰτ[
(*B*) ποία δὲ [
Σκύρου τ[
(*A*) τοσοι[
πολ[
(*B*) ἀλλ[
ἐμα[
(*A*) Τρω[
(*B*) . [.] . γὰ[ρ
(*A*) λείπε[ι
(*B*) ἐλθόντ[
(*A*) μόνον [
(*B*) λόγοις μ[

2 (2)

]υμην γένο[
Τηλέ]φου δάκνε[ι
τρ]όπον κακο[
] τί τοῦτο; ν[
]
]εγω
]ρα

. . . .

3 (3)

. . . . .

(*A*) αμε[
φήμη γὰρ α[
(*B*) ἐδεξάμην τ[
κόραξ ἐπᾳδ[
(*A*) ἄριστος, ὦ δύσ[τηνε (?)
κράζει θυηλη[
(*B*) τί δ' οὖν ὁ σῶς δ[

1–3 dialogo Eurypyli et Neoptolemi tribuit Wilam. **1** 6 Post *εἰτ* (vel *εἰ*[*ρ*]*γ*[) litterae *ων* . [deleted sunt 14–18 *γά*[*ρ* cum verbis sequentibus coniectura huc relata sunt **2** 4 *τοῦτο*: v.l. *τουτί* m. 2, unde dubitari licet num 2 Τηλέ]*φου* falsum sit et fragmentum *Indagatoribus* tribuendum **3** 3–6 Murray, Eurypylum cum Astyoche hic loqui ratus, e.g. proposuit (Εὐρ.) *ἐδεξ. τ*[*ὸ ῥηθέν· ὡς ἄριστος ὢν*] *κ. ἐπᾳδ*[*ει μάντις* . . . (Ἀστ.) *ἄρ.*, *ὦ δύσ*[*τηνε* ; *δύσφημον μὲν οὖν*] *κ. θυηλὴ*[*ν* Ἄρεος ὡς ὀλωλότων 7 Signum huic versui praefixum excidisse aliquid indicare videtur

Digitized by Google

ἔργον τί δειλο . [
(*Α*) ἀλλ' οὔ τι μὴ συλ[
[φί]λων ἀκηδ[ή]ς . [
[ἀλ]λ' ἠξ[
. . . . .

4 (4)

. . .
]σδ[
·[
]ησεφ[
]λη ·δα[
] γαῖα κ[
]ήγεθ' ὑμ[
(?) κ]ονίας σ[
]ειναμ[
]δουστ[
]υ παρα[
]εικατη[
κ]ῆρυξ δ[
ἀγγ]έλλει μ[
]πρ[
λ[
] . [
. . .

5 (5)

(ΑΓΓΕΛΟΣ)

Col. i . . . .
]σα[ ]

4 De parando Eurypyli et Neoptolemi certamine fort. agitur 11 τ[supra δ[scr. m. 2; fort. τε v.l. pro δέ fuit 5 In marg. dext. ad vers. 1 Col. primae adscr. m. 2 Τη]λέφο( )]ς et ad vers. 5 π]τηναὶ θ]ηρασιμο( ).

Digitized by Google

]ην μεταιχ[μι]
δ]ιαβεβλημ[έν]
[ἐρρηξάτην ἐς κύκλα χ]αλκέων ὅπλων
[ἄκομπ' ἀλοιδόρητα . . . .]σ . [. θ]ατέρου·
] ἄνευ δορὸς
πα]λαίσμασιν
]ματι·
]ν πρὸς οὐραν[ὸν]
] δ' ἐστενάζετο
ὀ]ργάνων στένει
π]άλλει χερὸς
]γματος φυγὼν
]ς δορὸς
ἔγχος] μέσον
] . ιται πρόσω
]υρησας κάτω
ὀμμ]άτων φάος
Ἀ]χιλλέως
]ους δ' ἰωμένη
Τ]ήλεφον λέγω·
]'[ἰ]άσατ[ο]·
]κ . νους ταχὺς
καθεῖλ' ἔσω τὰ [πλ]ευρὰ [Col. ii
(Ἀστυόχη) οἰοιοῖ.
διπλοῦς ἀνεστέναξ[α . . . .]ρα[. . . .]

8 Fort. divisim]ια βεβλημ[έν . . . 9-10 = Soph. Fr. 768, ubi tamen ἄκομπ' (sic Badham, ἐκόμπασ' libri) ἀλοιδόρητα verbis ἐρρηξ. κτλ. praeposita sunt 20 ἔγχος ex annot. m. 2 ἔγχος· οὕ(τως) ἦν μό(νον) ἐν ἑτ(έρῳ) 24 sqq. De Achillis hasta agitur; cf. 6 10-12 29 οσωτα [. .]ηυρ m. 1, ε supra ο et ε supra η add. m. 2

Digitized by Google

(*Χορός*) *πατρὸ[ς . . . . μοῖ-]*
ραν· ἐπ[. . . . . Πρία]μος ἴδε τέκνων.
(*Ἀσ.*) *τρίτην δ᾽ ἐπ᾽ ἐμ[ὲ . . . .]* (*Χο.*) *κ[αὶ] γὰρ οὖν*
προσάγαγ᾽ ωδι[.] . ιγ[. . .]υ διαίνεις,
ἐπεὶ κτησίων φρενῶν ἐξέδυς.
(*Ἀσ.*) *ὦ δαῖμον, ὦ δύσδαιμον, ὦ κείρας ἐμέ.*
(*Χο.*) *ἀγχοῦ προσεῖπας, οὐ γὰρ ἐκτὸς ἑστὼς*
σύρει δὴ φύρδαν.
(*Ἀσ.*) *ἐπισπάσει δίκα με.*
(*Χο.*) *δίκα ναί.*
(*Ἀσ.*) *ἀλλ᾽ ὡς τάχιστ᾽ ἄριστα.*
(*Χο.*) *ἐέ·*
τί φήσομεν, τί λέξομεν;
(*Ἀσ.*) *τίς οὐχὶ τοὐμὸν ἐν δίκῃ βαλεῖ κάρα;*
(*Χο.*) *δαίμων ἔκειρεν, οὐ δικᾷ σε δαίμων.*
(*Ἀσ.*) *ἦ καὶ βεβᾶσι τὸν νεκρὸν πρὸς τῷ κακῷ*
γέλωτ᾽ ἔχοντες α[ὐτ]ὸν Ἀργεῖοι βίᾳ;
(*Ἄγ.*) *οὐκ ἐς τοσοῦτον ἦλθον ὥστ᾽ ἐπεγχανεῖν,*
ἐπεὶ πάλαισμα κοινὸν ἠγωνισμένοι
ἔκειντο νεκροὶ τυτθὸν ἀλλήλων ἄπο,
ὁ μὲν δ[ο]κητός, ὁ δὲ [τὸ] πᾶν [.] . [. . . .]ος
[λ]ύμην Ἀχαι[. . . . . . .]οση[. . . . . . .]νος.
ὡς δ᾽ ἔκ τε πλη[γῶν κα]ὶ κό[πων κεκμηκ]ότα[ς

32 *μοῖ]ραν* : vel fort. *συμφο]ράν* 34 *τριγην* 𝔓 Versus inter duas personas divisus esse videtur, deest tamen paragraphus 35 *ὧδ᾽ ἴ[ν᾽* vel *ὦ δ . . . [ὅπο]υ* ci. Wilam. : an *ὡδῖ[ν᾽* ? In marg. not. m. 2 (1) . . . [*δ*]*ακρύε*[*ις* (2) *σὺ γὰρ αὐτ*[39 *φύρδαν* ex *φυρταν* corr. 𝔓 : *φύρταν* rursus ex alio exempl. invexit m. 2 41 *δικᾶι* 𝔓 42 Adscr. m. 2 *ἡ ταχίστη ἀρίστη* 46 *δικᾶι* 𝔓 ; displicet *δίκᾳ*

Digitized by Google

[αὐ]τοὺς δια[στείχοντας εἴδομεν πύλα]ς,
[ἀν]είρπομ[εν
[24 litt.]ς ἰδὼν Col. iii
[„ „ ν]εκροῦ
[26 „]ρ[.]νη[
[25 „]ηχ[.]ι γ[
[26 „]ανηρ[
[24 „]ω τροφ[
[22 „]ν ἤματι·
[. . . . .]ω[. . . . . ἀγ]κυρῶν ἔτι
[. .]κ . [. . . . .] . ερ[. . . . . ἔ]ρρηξεν νότος.
τοιαῦτα πολλῶ[ν λυγρὸ]ν ἐρρόθει στόμα,
πολλὴ δὲ σινδὼν πολλὰ δ' Ἰστριανίδων
ὕφη γυναικῶν ἀνδρὸς ἐρριπτάζετο
νεκρῷ διδόντες οὐδὲν ὠφελουμένῳ.
ὁ δ' ἀμφὶ πλευραῖς καὶ σφαγαῖσι κείμενος,
πατὴρ μὲν οὔ, πατρῷα δ' ἐξαυδῶν ἔπη,
Πρί[αμος] ἔκλαιε τὸν τέκνων ὁμαίμονα,
τὸν παῖδα καὶ γέροντα καὶ νεανίαν,
τὸν οὔτε Μυσὸν οὔτε Τηλέφου [κα]λῶν
ἀλλ' ὡς φυτεύσας αὐτὸς ἐκκαλούμενος·
Οἴμοι, τέκνον, προὔδωκας ἐσχάτην ἔχων
Φρυξὶν μεγίστην ἐλπίδων σωτηρίαν,
χρόνον ξενωθεὶς οὐ μακρόν, πολλῶν [δ' ἐτῶν
μνήμην παρέξεις τοῖς λ[ελειμμέν]οις Ἄ[ρεως,

66 λυγρό]ν: vel e.g. πικρό]ν 67 σίνδων, i.e. Σίνδων, ex σινδών 𝔓, quod tamen verum esse monstrat πολλή 69 Secludendum esse censet Wilam.; cf. tamen e.g. Soph. *Ant.* 259–60 71 Post μεν interpunxit 𝔓 76 πρ[ύ]νδωκά σ' 𝔓 et sic ed. 1: corr. Wilam. 77 μεγίστων ci. Wilam. 78 [ἐτῶν ed. 1: καλῶν ci. Pearson coll. Soph. Fr. 534: δ' add. Wilam

Digitized by Google

ὅσ' οὔτε Μέμνων οὔτε Σα[ρπηδών ποτε
π[έν]θη π[οήσ]α[ς κ]αίπερ αἰχ[μητῶν ἄκροι
πόλλ' ἡ̃[μιν . . . .]ο . [
ὡς ἔσχα[. . . . .]κ[
ἐπεὶ δὲ ν[
[πο]λλοῖσι[

6 (6)

(Ἀσ.) -μίδας καὶ τὸ[ν
Ἰδαῖον βασιλ[ῆα
Πρίαμον, ὃς μ[
πάσᾳ καταρ[
ἔπεισεν ἀβου[λίᾳ
ἔ[ργο]ν ἔρξαι. [
(Χο.) μναμοσ[ύναν
προλι[πὼν
οὔποτ[
(Ἀσ.) ἰὼ δόρυ Τηλ[εφ
παιδὶ συνκύ[ρσαν
ὦ λόγχα σώτ[ειρα
[.]ομουσαμ[
[. . . . .]⌒[
. . . .

7 (7)

. . . .
]
]
οὔ]χὶ τεύχ[εσι
]σαι Διὸς
] . . [.]ς εὐτ[υχ]εῖ θανών·
πα]γκάλως δ' [ἀ]πώλετο
]σι θε[σ]μὸν ἱδρῦσθαι τὸ νῦ[ν
] κοινόθακα λάζοα
Τη]λέφου ξυνουσίαν
δ]εῖπνα πλησιαίτατος
]ι τῷδε, μηδ' ἄνω [
]τι τικτούσῃ τε[.] . [
τί]θ[η]σιν· ο[ὐ π]άρος [
] ὀρφανὴ προσηδ[
]δρόπον πλόκον [
(Χο.) ´]πε[. . .]ναλ-

82 ἡ̃[𝔓, unde ἡ̃[μιν restituit Wilam. 83 Inter χ et α litterae [.]τ deletae sunt. 6 Haec omnia Choro tribuit Wilam., sed coronides sub 6 et 9 positae dialogum indicare videntur 1 Πρια] μίδας 7–9 De Eurypyli sepultura agi coniecimus 7 6 In marg. adscr. m. 2 λα[, quod ad λάζοα sine dubio spectat 11 Fort. τέκ[νον

Digitized by Google

]ειν[. . . .]αν
]νον

8 (8)

. . .

Col. i

. .

]
]ιον
]
]
]ους
]
]
]εν
]ανα·
] . τος·
]ν
]
]εις·
]
]
]
]

Col. ii

. . . .

(Ἀσ.) . [
ἐσο[
εσσ[
ἐστ[
απα[
δρᾶμ[. .]ς ἐν ἄλλο[ις
κἀγὼ φυλάξω π[
ἕως ἂν εὖ κρύψη[τε
(Χο.) ἔρξω τὸ πα[

9 (9)

. . .

]
]υγνω[.]τ[

10 (10)

. . . .

]μηδε[
] πᾶσαν εὐφρ[ον

11 (11)

. . .

(Α) . [
σ[

9 1 Fort. e. g. σ]τυγνω[vel ε]ὔγνω[σ]τ[

]υγ[.]ρε . . . μη λα[
]ω . α καὶ τρίτου[
ἀν]οίξας δεσπόταις [
εἶ]τε πένθος εἴτε τη[
]σω δὲ χρ[ό]νιον [
]λλη πημονη . [
]δη πόλλ', ε[
ι
]ερ[
. . . .

] νῦν δ' ὁ μὲν [
Τη]λέφου κάρα λ[
νοσ]ηλεύσας ἐμὲ [
]αγμένος βο[
]ελος τ' ἐ[
]γε πάν[
. . .

γ[
κρυ[
(Β) σοὶ δ' [
φαρμ[ὀ-
δυρμ[
καὶ σ[
τὸν μ[
τὸν αγ[
[.]ρισσω[

12 (12)

. . . .

]ρ[
]ειγ[
]ατ[. . .]σουδ[
]αρθ[. . .]οσωτ[
] βίος·
] θανὼν ἅπαν [
]σεν Μυσᾷ βα[
] μέγαν δωμα[
] ἀρρυθ[μ
] καὶ παλ[
] ἧμιν· . [

13 (14)

. . .

]λοτη[
]ο μυρίων [
] τὸ φῶς ερ[
] μοι προσέ[
σ]υναλγουσ[
]σαισε[
. . .

14 (15)

. . .

]
] ἐσχαρῶν [
θ]ανὼν
]ι πότμος·
] λέγ[
]δ[
. . .

15 (23)

. . .

] . . πορα[

16 (40)

. . .

]εμων . [

17 (41)

. . .

]πᾶ[

9 5 ειτο m. 1, ε supra add. m. 2 **9** ι supra l. add. m. 2 **11** 11 Fort. [τ]ρισσῶ[vel [φ]ρίσσω[**12** 5 Utrum *βίος* (m. 1) an *βίῳ* (m. 2) legendum sit non est quo diiudicemus 7 *μυσᾶι* ex *μυσας* corr. m. 2 11 *ἧμιν* P

Digitized by Google

]ι βροτὸν ο[
π]αρθε-
]ων
]θ[
. . .

Τη]λέφου λ[
]δοι[
]ειυι[
]πας τ[
]η λέγ[
]μ[.]
]τα[.]·
. . .

]σαν ἀνδρὸ[ς
] . κα γραῦν [
]δα προσμ[
]μεσθα τῷδ' [
]ίσχουσαν [
]αραπ[
. . .

18 (47)

. . . .
]πα[
]χενοσ[
]ιτ' ἀντίων [
] πρᾶξιν ἐμ[
] . ας νῦν ἀνα . [
]ι πρᾶξις ἥδε . [
]ι Ζεὺς γὰρ ὁ[
]ν ἀλλὰ καὶ [
]ι χρῆμ' ο[
] . . [
. . . .

19 (48)

. . .
]ησθι . [
]ι τάφῳ [
γ]ὰρ οὐ μια[
]ονουμε[
]ου φυλα[
]δι
]τισας ετ[
]ο . [
] . [
. . .

20 (49)

. . .
]πτ[
] ὦ θεὸς τ[
π]ρῶτα μ[
]σχοσ . [
] δευτέρ[
]υτη[
]υσση[
]ν[
. . .

21 (50)

. .
(*A*) στ[
εἰμ[

22 (51)

. . .
]ιαν αλ[
]τῳ δεχ[

23 (54)

. . .
]ιλ . [
]νοζι[

16 5 πᾶσ 𝔭 ac 1 esse non videtur **19** 2 ον[(?) supra ω add. m. 2 **21** ex eadem col.

Digitized by Google

καὶ [
(B) τίσ[
(A) ευρ . [
. .

] παιδιο[
]δέ γ' είν[
]ροπ[
. . .

] . ἔργον [
]αρα[
. . .

24 (76)

. . . .
]η[
]ατεσ[. . . .]
]ων
]ερον
]ος [γ]ενοῦ
]νειν
]λα
] .
]κει φίλο[
]
. . . .

25 (77)

. . .
]νων
] μόνος
]αι κακῶν
]οτων
]
]
]
]
]
. . .

26 (78)

. . .
] . ασε . [
] . [.]υδεκ[
]υνει˙
]ενουν[
]
]ι
]
]
. . .

27 (79)

. . .
]
]
]
]

28 (80)

. .
]ον χ[
] Ἀχιλ[
]αφη[
]ε θριξ[

29 (81)

. . .
γ]ὰρ δο[
]τον ὥσπερ ι[
]ῆλθε λη[
ι[
] τοιοῦτος [

21 5 Εὐρύ[πυλος reliquiis non congruit **24**–**5** fort. ex eadem col. orta, cuius imam partem **25** fuisse veri simile est **29** 3]ῆλθε: ν ἐφελκυστικόν del. 𝔓 4 ι (?) suprascr. m. 2: *τοιούτοις* fort. voluit

Digitized by Google

]αθο[.]
]ς παραβὰς
]
]ων
]
] . ησ[. .]ι σφαλῆς
]
]
]υσος ἐῶν·
]
]
]
]τεύων
. . . .

]η δοσ[
] χαρι[
]ος νο[
]τις
]γος γ[
]ους
. .

]εκηρυ . [
]θμευ[
]ε . [
]φορ[
. . .

30 (83)

. . .
] . [
]ντων λ . [
] ξένοι δυσήκοα [
. . .

31 (84)

. . . .
]ες
-λειν σ' ὁ]δῷ
]
]
]
]
]
]ην τάδε·
. . . .

32 (85)

. . .
]ν[
]α[
] . ω[
]ζωμε[
]αυοντα[
]λενεστ[
] ἐξ ἐμῆς ο[
]ανονη[
. . .

33 (86)

. . .
]ωδε[
] . ει σοι τ[
]μονι[
]τισηλε[
]ωδε πρι[
]νος μ[
]αρ' ω[.]ώ . [
]γον[
. . .

27 2 In marg. post παραβάς add. m. 2 κρε . [13]τευων adscr. m. 2 **28** 10 υ (vix spiritum asperum, ut ed. 1) suprascr. m. 2 **31** 2 -λειν σ' ὁδῷ a Ni(candro?) lectum esse not. m. 2 **32** 6 τ post λεν deletum esse videtur 8 Supra η litterae vestigium est

34 (87)

. . .
]ρ ἐλπ[ι
]ς Ἑρμῆ[
]λεξε· κ[
]ρανδρ[
] . . [. .]τ[
. . .

35 (88)

. . .
]ει[
]σητ[
] λόγια τ[
]ειτασ[
σ]υνηθε[
]λλαδ[
. . .

36 (91)

] . υν αν[
] βλεμμ[α
]τος γὰρ ασ[
ἀλ]λ' εἶ' ἔπειγε· [
]εῖσ . . εινο[
(*Β*) δρ]άσω τάδ' ω[
]ας μέλαθρα ν[
(*Χο.*)]να κεινεῖσθαι τ[
ἐν] χρόνῳ μάλι[στα
ο]ὐχ ὁρῶ· βέβηκ[ε
δ]ωμάτων ἄγχι προ[
ἀνδ]ρὸς γύναι λαγέτ[α]
φρ]οῦδός ἐσθ' ὁ ξένος
] . μ' Ἀχαιοῖσιν αἰσιωτ[ατ
] . η τέτραπται του[
]ζων ὑπ' ἄτῃ τηλ[

37 (92)

. . .
]
]φου
] κρατῶ·
]τε
]μοις τάχα
]
]
]
]
]
]ήσεται
]ται
λ]όγῳ
] . .
]ασιν

36 3 οὗ]τος γὰρ ἀσ[τήρ ci. Wilam. coll. **40** 3. Si 1–7 iambi sunt, trochaei in 21–2 paulum in marginem sin. protracti sunt 10 Wilam. Chorum in duas partes hic divisum esse ratus parti secundae hunc vers. tribuit

Digitized by Google

]α μὴ σὺν κακῷ φθε[ιρ
]ον ἔπληξ' εὖνις ἀτι[
σ]κηπτὸς ὥρᾳ πόνῳ
]ξ[.]η θανὼν ἄζεται κατ[
οὐδ]αμῶς ἔχοιμ' ἂν εἰπεῖν τ[
ὡς] ἄναξ ἀνδρῶν Ἀτρείδη[ς
] . σοι τηλοῦ δοκάζει τη[
]νοση βαθεια[
]ασ . . . [.]πα . [
. . . . .

]ν·
]α·
]
. . .

38 (93)

. . .
] . ν . [
]ατιδα[
]ξουσαοσ[
βέ]βηκεν ο[
] . ισον χρι[
. . .

39 (94)

. . . .
] . [. .]τα δράσε[τε
] ἀλλὰ ταῦτ' ἐγὼ π[άλαι
[τὰ θνήτ' ἀθρήσας] εὗρον οὐδεπώποτ[ε
[ἡμῖν γένοι]τ' ἂν παῦλα καὶ κακῶν [λύσις.
] . ιστων ἡ τύχη μεθίσ[ταται
]ν τάχιστα· τοῦ λόγου [δέ τἂν
[τὸ πιστὸν ε]ἰδείημεν εἰ θρασύν τ[ινα
] τῆς τύχης ἀναστατ[
]υνημερ[. . . . .]ζετα[ι

18 επληξ dubium, sed σπληξευνις vox nihili est et]ονοπληξ vix legendum 20 ἄζεται: vel ἅζεται? **39** 2–7 e. g. supplevit Wilam. In 5–6 ci. [τῶν γὰρ με]γίστων . . . [φρονημάτω]ν, sed με]γίστων reliquiis vix convenit; fort. πλ]είστων 4 παῦλα: secundum λ supra lin. add. 𝔓 7 ε]ἰδείημεν: vel]ι δ' εἴημεν, utrumque Atticis insolitum

40 (98)

. . .

] . η *κάρα* [
ἔπε]*ιτα πάντε*[*ς*
βεβ]*ᾶσι νυκτὸ*[*ς*
(*B*)] *ἰὼ πολ*[

. . .

41 (99)

. . .

]*αις*· [
] *ἀκτὰς* [
]*ιμολο* . [
]*ας*
]*εμ* . . [

. . .

42 (106)

. .

]*ου*[
]*ς* *'Ιλιο*[
]*κειν*[

. .

Digitized by Google

III

E SOPHOCLIS

ACHAEORVM CONVENTV

Digitized by Google

ΣΟΦΟΚΛΕΟΥΣ ΑΧΑΙΩΝ ΣΥΛΛΟΓΟΣ

. . . .

(*Χο.*) π]αρέστα· Col. i

Desunt versus sex.

]ν μὲν φυγάδες
]ισκον

Cetera desunt.

ἢ νότ[ου ἢ] ζεφύροιο δίνα Col. ii
πέμ[ψει Τ]ρῳάδας ἀκτάς.
σύ τε πηδαλίῳ παρεδρεύων
φράσεις τῷ κατὰ πρῷραν
εὐθὺς Ἰλίου πόρον
Ἀτρείδᾳ ἰδέσθαι.
σὲ γὰρ Τεγεᾶτις ἡμῖν,
Ἑλλάς, οὐχὶ Μυσία, τίκτει
ναύταν σύν τινι δὴ θεῶν
καὶ πεμπτῆρ' ἁλίων ἐρετμῶν.

Ἀχιλλε(ύς). μῶν καὶ σὺ καινὸς ποντίας ἀπὸ χθονὸς
ἥκεις, Ὀδυσσεῦ; ποῦ 'στι σύλλογος φίλων;
τί μέλλετ'; οὐ χρῆν ἥσυχον κεῖσθαι πόδα.

Ὀδ(υσσεύς). δοκεῖ στρατεύειν καὶ μέλει τοῖς ἐν τέλει
τάδ'· ἐν δέοντι δ' ἦλθες, ὦ παῖ Πηλέως.

i 9]νεν 𝔭 μ supra lin. addito ii 1 δεινα P, δειν̣ὰ ed. 1: δίνα Murray 9 ναυταν: ν supra lin. add. 𝔭 συν sine correctione scriptum esse iam putat Schubart 14 στρατευειν ex στρατευει corr. 𝔭

Digitized by Google

Ἀχιλλ(εύς). οὐ μὴν ἐπ' ἀκταῖς γ' ἐστὶ κωπήρης στρατός,
οὔτ' οὖν ὁπλίτης ἐξετάζεται παρών.
Ὀδ(υσσεύς). ἀλλ' αὐτίκα· σπεύδειν γὰρ ἐν καιρῷ χρεών.
Ἀχιλλε(ύς). αἰεί ποτ' ἐστὲ νωχελεῖς καὶ μέλλετε,
ῥήσεις θ' ἕκαστος μυρίας καθήμενος
λέγει, τὸ δ' ἔργον οὐδαμοῦ πορεύεται.
κἀγὼ μέν, ὡς ὁρᾶ[τ]ε, δρᾶν ἕτοιμος ὢν
ἥκω στρατός τε Μυρμιδών, καὶ πλεύσομαι
[λιπ]ὼν Ἀτρείδα[ιν καὶ στρατοῦ] μελλήματα.

. . . .

In Col. iii, ut docent nomina in marg. scripta, pergebat Achillis et Vlixis dialogus.

22 οραι[.]ε 𝔓 : ὁρᾷ[ς μ]ε ed. 1, quod pro spatio nimis esse iam monet Schubart, nisi ς suprascr. esse fingimus. Ergo fort. ι falso additum est et ὁρᾶτε legendum

IV

ΕΥΡΙΠΙΔΟΥ ΥΨΙΠΥΛΗ

PERSONAE

HYPSIPYLE

THOAS }
EVNEVS } Hypsipyles ex Iasone filii

AMPHIARAVS

EVRYDICE uxor Lycurgi regis

ARCHEMORVS filiolus Eurydices

CHORVS NEMEAEARVM

[de nuntio non liquet]

Agitur fabula ante Lycurgi aedes.

Digitized by Google

ΕΥΡΙΠΙΔΟΥ ΥΨΙΠΥΛΗ

1 (Nauck 752)

(ΥΨΙΠΥΛΗ?)

Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα
πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν

2 (N. 764)

(*Θό.* ?) *ἰδού, πρὸς αἰθέρ' ἐξαμίλλησαι κόρας*
γραπτούς ⟨τ' ἐν αἰετ⟩οῖσι πρόσβλεψον τύπους

3 (1)

(*Ὑψ.*) . . . . Col. i
γρα[24 litt. *]εοις*
ἤξε[ι πατὴρ οὑ] σπά[νι' ἔχων ἀ]θύρματα
ἃ σὰς ὀδυρμῶν ἐκγαλη[νιεῖ φ]ρένας.
ὑμεῖς ἐκρούσατ', ὦ νεανία[ι, πύλα]ς;
ὦ μακαρία σφῷν ἡ τεκοῦσ', ἥτις ποτ' ἦν.
τί τῶνδε μελάθρων δε[όμε]νοι προσηλθέτην;
Θόας. *στέγ[η]ς κεχρήμεθ' [ἐ]ν[τὸς ἀ]χθῆναι, γύναι,*
εἰ δυ[να]τὸν ἡ[μῖ]ν νύκτ' ἐ[ναυλίσ]αι μίαν.

1 Prologum ipsi Hypsipylae nobiscum tribuunt Schroeder, Wecklein, Weil, Thoanti vel Euneo Herwerden cum Wilamowitz, Thoanti Robert 2 Thoantis cum Euneo colloquio haec tribuenda esse videntur 1 *κόραι* MSS.: corr. Hermann 2 *οἷσι πρόσβλεπον* MSS.: *ἐν αἰετοῖσι προσβλέπειν* Valckenaer: *τ' . . . πρόσβλεψον* Nauck 3 i 2 *πατὴρ οὑ] σπά[νι' ἔχων* Wecklein: *πό[λλ'* pro *σπά[νι'* Schmidt, quod minus convenit; *σπά[νι'* tamen incertissimum est 3 *σάς* Wilam.: *σῶν* 𝔓, quod tuetur Taccone 6 *προσηλθετον* 𝔓: corr. Herwerden

Digitized by Google

ἔχομεν δ' ὅσων δεῖ· τ[ί] πο[τε] λυ[π]ηροὶ δό[μοις
ἐσόμεθα τοῖσδε; τὸ δὲ σὸν ὡς ἔχει μ[εν]εῖ.
(Ὑψ.) [ἀδέσ]ποτος μ[ὲν ο]ἶκ[ο]ς ἀρσένων κυρεῖ
[17 litt.] . [. .] δώματα

. . . .

4 (2)

. . . .

(Ὑψ.) [. .]μ . [
Λυκοῦρ[γος αὐτὸς τυγχάνει θεωρὸς ὤν,
γυνὴ δ[ὲ Νεμέας Εὐρυδίκη τὰ νῦν κρατεῖ.
Θόας. οὐκ ἐν ξε[νῶσι τοῖσδ' ἄρ' ἀναπαυσαίμεθ' ἄν,
πρὸς δ' ἄ[λλο δή τι δῶμ' ἀφορμᾶσθαι χρεών.
(Ὑψ.) ἥκιστ[α
ξένο[
ἀεὶ δὲ [
ἀλλ' εἰς ν[
. . [.]ῶν εδ[

. . . .

3 (1)

. . . .

Col. ii (Ὑψ.) [. . . . .] . . οσοι (στρ. α′)
[. . . . .]ος ἰδέσθαι
[. . . . .] . . ρχον ὡς ἐνόπτρου
[. . λευκ]οφαῆ τιν' αὐγὰν
6 [. . . . . .] αὔξημα τὸ σὸν

10 εσο[μ]εσθα 𝔓: corr. Wecklein 4 Hoc fragmentum arte cum 3 sociatum est 2–3 e.g. supplevit Wecklein; sensum iam in ed. 1 indicaveramus 4–5 e.g. suppleti 9 ς supra lin. add. 𝔓 3 ii. Str. α′ antistr. respondere negat Murray 3 Fort. ὑ]πάρχον. ἐνόπτρου: τ supra lin. add. 𝔓

Digitized by Google

7 [. .] μνήσωμαι, τέκνον, εὐ-
8 ωποῖς ἢ θεραπείαις.
9 ἰδοὺ κτύπος ὅδε κροτάλων·
10 ⟨ ⟩
11 οὐ τάδε πῆνας, οὐ τάδε κερκίδος
12 ἱστοτόνου παραμύθια Λήμνια,
13 Μοῦσα, μέλει με κρέκειν, ὅ τι δ' εἰς ὕπνον
14 ἢ χάριν ἢ θεραπεύματα πρόσφορα
15 παιδὶ πρέπει νεαρῷ,
16 τάδε μελῳδὸς αὐδῶ.

(ΧΟΡΟΣ)

1 τί σὺ παρὰ προθύροις, φίλα; (στρ. β')
2 πότερα δώματος εἰσόδους
3 σαίρεις, ἢ δρόσον ἐπὶ πέδῳ
4 βάλλεις οἷά τε δούλα,
5 ἢ τὰν Ἀργὼ τὰν διὰ σοῦ
6 στόματος ἀεὶ κληζομέναν
7 πεντηκόντερον ᾄδεις,
8 ἢ τὸ χρυσεόμαλλον
9 ἱερὸν δέρος ὃ περὶ δρυὸς
10 ὄζοις ὄμμα δράκοντος
11 φρουρεῖ, μναμοσύνα δέ σοι
12 τᾶς ἀγχιάλοιο Λήμνου
13 τὰν Αἰγαῖος ἑλίσσων

6 *μήσωμαι* ci. Herwerden 8 Versum inter 8 et 9 omissum in margine superiore (iam perdita) add. m. 2, ut docet verbum ἄν(ω) post *κροτάλων* adiectum 9 *ταδε πηνας* m. 2 : *ταδ' απηνας* m. 1 11 *κρεκειν* ex *λεγειν* corr. m. 1 (?) 13 *νεαρῷ* : cf. Eurip. Fr. 770. 21 In ed. 1 *πεντηκόντορον* scripsimus, fort. iniuria 26 *λημνου* ex *νησου* corr. m. 2

Digitized by Google

14 κυμοκτύπος ἀχεῖ,
15 δεῦρ' ὅτ' ἂν λειμῶνα Νέμει[ον
16 ἀπάγει χαλκέοισιν ὅπλοις
17 Ἀργεῖον πεδίον πα[ρεὶς
18 ἐπὶ τὸ τᾶς κιθάρας ἔρυμα,
19 τᾶς Ἀμφιονίας ἔργον [χερὸς
20 ὠ[κυ]πόδας Ἄ[δρ]ασ[το]ς [Ἄρη θοόν;
21 ὁ δ' ἐκάλεσε μένο[ς . . .
22 ποικίλα σάματα [. . .
23 τόξα τε χρύσεα [. . .
24 καὶ μονοβάμονε[ς . . .
25 ἀειρόμενοι χθ[ον
26 [. . . . .]οτ[

. . . .

. . . .

Col. iii (Ὑψ.) [. . . . .]ραι[.] (ἀντιστρ. α')
[. . . . . Θ]ρακίαν
[. . . . .]σ[.]μενης ὀρούσας
ἐπ' οἶδμα γαληνείας
πρυμνῆσι' ἀνάψαι,
6 τὸν ἁ τοῦ ποταμοῖο παρ-
7 θένος Αἴγιν' ἐτέκνωσε Πη-

28 κυμοτύπος 𝔓 29 λειμῶν' ὅτε δεῦρ' ἂν Νεμεαῖον ci. Murray 30 ἀπάγει : ἀνάγει ci. Wecklein et Weil χαλκειο[ι]ς 𝔓 31 πα[τῶν ci. Wecklein 33 [χερός : [κλυτόν Weil 35 ἀνδρῶν post μένος ci. Schmidt 36 σαματα ex συεματα (?) corr. m. 1 : σάγματα praefert Wilam. σάματ' ἀ[γόντων ci. Schmidt, σάματ' ἀ[σπίδων Wecklein 37 χρυσια 𝔓 3 iii 3–4 fort. dividendi ὀρού|σας ἐπ' οἶδμα γαληνεί|ας 6 ποταμου 𝔓 7 αιγιν' ex αινν corr. m. 2 ετεκνωσεν | 𝔓, primo ν supra lin. addito

Digitized by Google

λέα, μέσῳ δὲ παρ' ἱστῷ
Ἀσιὰς ἔλεγον ἰήιον
Θρῇσσ' ἐβόα κίθαρις Ὀρφέως
μακροπόλων πιτύλων ἐρέτῃσι κε-
λεύσματα μελπομένα, τότε μὲν ταχύ-
πλουν τότε δ' εἰλατίνας ἀνάπαυμα πλά-
τας. τάδε μοι τάδε θυμὸς ὑδεῖν ἵε-
ται, Δαναῶν δὲ πόνους
ἕτερος ἀναβοάτω.

Χο(ρός). παρὰ σοφῶν ἔκλυον λόγους (ἀντιστρ. β')
πρότερον ὡς ἐπὶ κυμάτων
πόλιν καὶ πατρίους δόμους
Φοινίκας Τυρία παῖς
Εὐρώπα λιποῦσ' ἐπέβα
Διοτρόφον Κρήταν ἱερὰν
Κουρήτων τροφὸν ἀνδρῶν,
ἃ τέκνων ἀρότοισιν
τρισσοῖς ἔλιπεν κρά[τος]
χώρας τ' ὄλβιον ἀρχάν.
Ἀργείαν θ' ἑτέραν κλύω
[οἴσ]τρῳ βασίλειαν Ἰὼ
[πάτ]ρας ἀμφὶς ἀμεῖψαι
[κερ]ασφόρον ἄταν.
[ταῦ]τ' ἂν θεὸς εἰς φροντίδα θῇ σοι,

9 ελεγεν 𝔓, correcto tertio ε: emend. Wilam. 11–16 πιτυλων | ερετῃισι . . . μελπομεναν | τοτε . . . ταχυπλουν | τοτε . . . πλατα[ς] | τ[α]δε . . . ιεται 𝔓 11 μακροποδων ci. Wilam., μακροροθων vel μακροπονων Wecklein 12 μελπομεναν 𝔓 15 ιδειν 𝔓, quod tuentur Robert et Schroeder: ὑδεῖν Wilam. 19 ποτερον 𝔓: ῥόθιον ci. Wecklein 22 απεβα cum v. l. επ. 𝔓 29 [κέν]τρῳ spatio minus aptum est βασίλειαν ex βαλπαν 𝔓

Digitized by Google

16 [συνι]ε[ῖ]ς δή, φίλα, τὸ μέσον,
17 [ἐλπὶς δ' οὐκ] ἀπολείψει
18 [ἔτι σε τὸν π]ατέρος πατέρα
19 [ῥύσεσθαί πο]τ'· ἔχει σέθεν [ὥραν,
20 [αὐτίκα δ'] ὠκύπορο[ς] μετανίσσεται
21 [. . . . .] γενεα[. . . .]
22 [. . . . .]ιοσ[
23 [. . . . .]ωσ . [
24 [. . . . .]σφιλ[
25 [. . . . .] . [
26 [. . . . .] . ο . [

. . . .

Col. iv cum 5 (3)

. . . .

(Ὑψ.) νεμον ἄγαγέ ποτε . [
κυναγόν τε Πρόκριν
τὰν πόσις ἔκτα
κατεθρήνησεν ἀοιδαῖς.
θάνατον ἔλαχε· τὰ δ' ἐμὰ πάθεα
τίς ἂν ἢ γόος ἢ μέλος ἢ κιθάρας
ἐπὶ δάκρυσι μοῦσ' ἀνοδυρομένα
μετὰ Καλλιόπας

33–7 e. g. supplevit Wilam. 33 [συνι]ε[ῖ]s admodum dubium est 36 σεθεν | 𝔓 37 αὐτίκα δ' pro καὶ τάχα σ' (Wilam.) scripsi utpote spatio magis congruum 3 iv 2 κυμαγον ex κυματον et ποκριν[𝔓: corr. Murray: ποτ' ἐπ[ὶ] κυμάτων ci. Robert 3 Versus supra lin. additus 5 θανατος 𝔓, quod in ed. 1 servavimus. Schmidt cum Wilam. transpositionem suadet τὰ δ' ἐμὰ πάθεα θάνατος ἔλαχε (an fort. πάθε', ἃ θάν. ἔλ., ?). Quae coniecimus θάνατον κτλ. probaverunt Herwerden et Wecklein 6–7 In marg. ad vers. 6 habet 𝔓 κιθαρι[σμα vel κιθαρι[ς; in 7 επιδακρυσει ex επιδακρυσι factum, in marg. adscripto επιδακρυσιμ[ουσαν (?). μοῦσ' ex ἐμούς ortum esse ci. Wilam.

Digitized by Google

ἐπὶ πόνους ἂν ἔλθοι;
(Χο.) ὦ Ζεῦ Νεμέας τῆσδ' ἄλσος ἔχων,
τίνος ἐμπορίᾳ τούσδ' ἐγγὺς ὁρῶ
πελάτας ξείνους Δωρίδι πέπλων
ἐσθῆτι σαφεῖς πρὸς τούσδε δόμους
στείχοντας ἐρῆμον ἀν' ἄλσος;

ΑΜΦΙΑΡ(ΑΟΣ)
ὡς ἐχθρὸν ἀνθρώποισιν αἵ τ' ἐκδημίαι
ὅταν τε χρείαν εἰσπεσὼν ὁδοιπόρος
ἀγροὺς ἐρήμους καὶ μονοικήτους ἴδῃ
ἄπολις ἀνερμήνευτος ἀπορίαν ἔχων
ὅπῃ τράπηται· κἀμὲ γὰρ τὸ δυσχερὲς
τοῦτ' εἰσβέβηκεν· ἄσμενος δ' εἶδον δόμους
τούσδ' ἐν Διὸς λειμῶνι Νεμεάδος χθονός.
καὶ σ', εἴτε δούλη τοῖσδ' ἐφέστηκας δόμοις
εἴτ' οὐχὶ δοῦλον σῶμ' ἔχουσ', ἐρήσομαι
τίνος τάδ' ἀνδρῶν μηλοβοσκὰ δώματα
Φλειουντίας γῆς, ὦ ξένη, νομίζεται.

Ὑψιπύλ(η). ὄλβια Λυκούργου μέλαθρα κλῄζεται τάδε,
ὃς ἐξ ἁπάσης αἱρεθεὶς Ἀσωπίας
κληδοῦχός ἐστι τοὐπιχωρίου Διός.

Ἀμφ(ιάραος). ῥυτὸν λαβεῖν [χ]ρ[ῄζοι]μ' ἂν ἐν κρωσσοῖς ὕδωρ
χέρνιβα θεοῖσιν ὅ[διον] ὡς χεαίμεθα.

11 εμπορίας 𝔓: corr. Wecklein 12 ξειν ex ξεν et δωρί ex δωρο corr. 𝔓 13 ἐσθῆστι 𝔓 15 εχθρον: θ supra lin. add. 𝔓 ἐκδημίαι Wilam. coll. Eurip. Fr. 768: ερημιαι 𝔓 17 μον ex μεν corr. 𝔓 18 ἀπορον ανὲρμήνευτον 𝔓, sed απορον ex αποιν corr. m. 2: ἄφιλος ἀνερμήνευτος ed. 1: ἄπολις Murray: accusativum tuetur Schmidt 27 ευρεθεις ασωπια 𝔓 29 κρω ex κρο corr. 𝔓 30 χρησαιμεθα 𝔓 corr. Wilam. χέρνιβα, θεοῖσιν ὅ[σιον] ὡς χρησαίμεθα ci. Schmidt

Digitized by Google

στατῶν γὰρ ὑδάτων νάματ' οὐ διειπετῆ,
στρατοῦ δὲ πλήθει πάντα συνταράσσεται.
Ὑψιπ(ύλη). τίνες μολόντες καὶ χθονὸς ποίας ἄπο;
(Ἀμφ.) ἐκ τῶν Μυκηνῶν ἐσμὲν Ἀργεῖοι γένος,
ὅρια δ' ὑπερβαίνοντες εἰς ἄλλην χθόνα
στρατοῦ προθῦσαι βουλόμεσθα Δαναϊδῶν.
[ἡ]μεῖς [γὰρ ὡ]ρμ[ήμεσ]θα πρὸς Κάδμου πύλας,
[εἴ πως θεοὶ πέμποιεν ε]ὐτυχῶς, γύναι.
(Ὑψ.) [τί δὲ στρατεύεσθ', εἴ γε] σοῦ θέμις μαθεῖν;
(Ἀμφ.) [κατάγειν θέλοντες φυγ]άδα Π[ολυνεί]κη πάτρας.
(Ὑψ.) [σὺ δ'] ὧ[ν τίς ἄλλων πημον]ὰς θηρᾷ[ς λαβεῖν;
(Ἀμφ.) παῖς Οἰκ[λέους τοι μάντις] Ἀμφιάρ[εως ἐγώ.
(Ὑψ.) ὦ μεγάλ[α . . . .]ια καὶ [⏒ – ⏑ –
(Ἀμφ.) πῶς δ' οιλ[. . . . .]σα . [
. . . .

6 (4)

. . . .
(Ἀμφ.) [. .]σε[
(Ὑψ.) ἦ τοῦ [
(Ἀμφ.) ὄνομα [τὸ σὸν νῦν καὶ γένος λέξον, γύναι.

31 στρατων 𝔓 38 ει δη[post γυναι in marg. habet 𝔓, unde apparet εἴ πως vel sim. aliquid in textu stetisse: εἰ δὴ .. πέμψουσιν Wecklein 40 π[ολυνι]κην 𝔓: corr. Herwerden 41 In fine ci. Wecklein συμφορ]ὰς θηρᾷ[ς ὕπερ: tentabamus etiam [σὺ δ'] ὦ [ξέν' . . . θηρᾷ[ς τίς ἂν 42 οἰκ[𝔓, ut 34 15 οἴκλεους 6 Inter 3 iv 44 et v. 1 desunt versus saltem xv, quorum partem praebet 6

Digitized by Google

(Ὑψ.) ἡ Λημ[νία χθὼν Ὑψιπύλην ἔθρεψέ με.
(Ἀμφ.) ⁚ [

. . . .

3 (1)

. . . . Col. v

(Ἀμφ.) γυ[νὴ στρατεύειν ἠξίωσ' ἄκοντά με.
(Ὑψ.) ὅσια φ[ρονοῦσ' ἢ καί τινος κέρδους χάριν;
(Ἀμφ.) ἐδέξ[αθ' ὅρμον χερσὶ Πολυνείκους πάρα.
(Ὑψ.) πόθεν μ[
(Ἀμφ.) ἔγημ' ὁ κλε[ινὸς Ἁρμονίαν Κάδμος ποτέ,
(Ὑψ.) εἷς ἦν τις ὧ[ν καὶ θεοὶ συνῆλθον εἰς γάμους.
(Ἀμφ.) ταύτῃ δίδωσ[ιν ὅρμον Ἀφροδίτη καλόν.
(Ὑψ.) θεοὶ θεῶν γὰ[ρ παισὶν εὐμενεῖς ἀεί.
(Ἀμφ.) Πολύδωρος οὗ[ν ἐκλῄζεθ' οὑξ αὐτῶν γόνος.
(Ὑψ.) εἴ που θεᾶς φύ[ς θεῖ' ἐδέξατ', εἰκότως.
(Ἀμφ.) τούτου δὲ παῖ[ς τὸν ὅρμον ἔσχε Λάβδακος.
(Ὑψ.) [.]ει . [. ⁚]δάτο . [
ειπο[
(Ἀμφ.) ὃν καὶ σ . [.]νην[
(Ὑψ.) εἰς χρησμὸν ο[
(Ἀμφ.) χρὴ γὰρ στρατε[ύειν
(Ὑψ.) [.]δοξα τοῦ νέ[
(Ἀμφ.) [. . .]ξαθ', ἥκω δ' [
(Ὑψ.) [. .]ει σαφῶς [
νο[
(Ἀμφ.) [οὐκ ἔ]στιν αι[

3 v 1 sqq. e. g. suppleti 1 γυ[νή μ' ἔπεισε ed. 1, quibus addit Herwerden τοῦδε κοινωνεῖν στόλου, sed ἔπεισε iure improbat Taccone 11 E. g. supplevit Murray. 12–21 Sedem fragmentorum 5 et 65 certam hic tandem inveni; Fr. 65 in hanc scaenam iam rettulerat Taccone 12 ὄντ ed. 1, sed α veri similius esse nunc censeo 13 ὃν: ν supra ς scr. m. 1, quae etiam ειπο[intulit

Digitized by Google

στατῶν γὰρ ὑδάτων νάματ' οὐ διειπετῆ,
στρατοῦ δὲ πλήθει πάντα συνταράσσεται.
Ὑψιπ(ύλη). τίνες μολόντες καὶ χθονὸς ποίας ἄπο;
(Ἀμφ.) ἐκ τῶν Μυκηνῶν ἐσμὲν Ἀργεῖοι γένος,
ὅρια δ' ὑπερβαίνοντες εἰς ἄλλην χθόνα
στρατοῦ προθῦσαι βουλόμεσθα Δαναϊδῶν.
[ἡ]μεῖς [γὰρ ὡ]ρμ[ήμεσ]θα πρὸς Κάδμου πύλας,
[εἴ πως θεοὶ πέμποιεν ε]ὐτυχῶς, γύναι.
(Ὑψ.) [τί δὲ στρατεύεσθ', εἴ γε] σοῦ θέμις μαθεῖν;
(Ἀμφ.) [κατάγειν θέλοντες φυγ]άδα Π[ολυνεί]κη πάτρας.
(Ὑψ.) [σὺ δ'] ὢ[ν τίς ἄλλων πημον]ὰς θηρᾷ[ς λαβεῖν;
(Ἀμφ.) παῖς Οἰκ[λέους τοι μάντις] Ἀμφιάρ[εως ἐγώ.
(Ὑψ.) ὦ μεγάλ[α . . . .]ια καὶ [⏓ – ⏑ –
(Ἀμφ.) πῶς δ' οιλ[. . . . .]σα . [
. . . .

6 (4)

. . . .
(Ἀμφ.) [. .]σε[
(Ὑψ.) ἦ τοῦ [
(Ἀμφ.) ὄνομα [τὸ σὸν νῦν καὶ γένος λέξον, γύναι.

31 *στρατων* 𝔓 38 *ει δη*[post *γυναι* in marg. habet 𝔓, unde apparet *εἴ πως* vel sim. aliquid in textu stetisse: *εἰ δὴ . . πέμψουσιν* Wecklein 40 *π*[*ολυνι*]*κην* 𝔓: corr. Herwerden 41 In fine ci. Wecklein *συμφορ*]*ὰς θηρᾷ*[*ς ὕπερ*: tentabamus etiam [*σὺ δ'*] *ὦ* [*ξέν'* . . . *θηρᾷ*[*ς τίς ἂν* 42 *οἴκ*[𝔓, ut **34** 15 *οἴκλεους* **6** Inter **3** iv 44 et v. I desunt versus saltem xv, quorum partem praebet **6**

Digitized by Google

(Ὑψ.) ἡ Λημ[νία χθὼν Ὑψιπύλην ἔθρεψέ με.
(Ἀμφ.) ⁚ [

. . . .

3 (1)

. . . . Col. v

(Ἀμφ.) γυ[νὴ στρατεύειν ἠξίωσ' ἄκοντά με.
(Ὑψ.) ὅσια φ[ρονοῦσ' ἢ καί τινος κέρδους χάριν;
(Ἀμφ.) ἐδέξ[αθ' ὅρμον χερσὶ Πολυνείκους πάρα.
(Ὑψ.) πόθεν μ[
(Ἀμφ.) ἔγημ' ὁ κλε[ινὸς Ἁρμονίαν Κάδμος ποτέ,
(Ὑψ.) εἰς ἣν τις ὤ[ν καὶ θεοὶ συνῆλθον εἰς γάμους.
(Ἀμφ.) ταύτῃ δίδωσ[ιν ὅρμον Ἀφροδίτη καλόν.
(Ὑψ.) θεοὶ θεῶν γὰ[ρ παισὶν εὐμενεῖς ἀεί.
(Ἀμφ.) Πολύδωρος οὖ[ν ἐκλήζεθ' οὐξ αὐτῶν γόνος.
(Ὑψ.) εἴ που θεᾶς φὺ[ς θεῖ' ἐδέξατ', εἰκότως.
(Ἀμφ.) τούτου δὲ παῖ[ς τὸν ὅρμον ἔσχε Λάβδακος.
(Ὑψ.) [.]ει . [. ⁚]δάτο . [

ειπο[

(Ἀμφ.) ὃν καὶ σ . [.]νην[
(Ὑψ.) εἰς χρησμὸν ο[
(Ἀμφ.) χρὴ γὰρ στρατε[ύειν
(Ὑψ.) [.]δοξα τοῦ νέ[
(Ἀμφ.) [. . .]ξαθ', ἥκω δ' [
(Ὑψ.) [. .]ει σαφῶς [

νο[

(Ἀμφ.) [οὐκ ἔ]στιν αι[

3 v 1 sqq. e. g. suppleti 1 γυ[νή μ' ἔπεισε ed. 1, quibus addit Herwerden τοῦδε κοινωνεῖν στόλον, sed ἔπεισε iure improbat Taccone 11 E. g. supplevit Murray. 12–21 Sedem fragmentorum 5 et 65 certam hic tandem inveni; Fr. 65 in hanc scaenam iam rettulerat Taccone 12 δυτ ed. 1, sed α veri similius esse nunc censeo 13 ὃν: ν supra ς scr. m. 1, quae etiam ειπο[intulit

Digitized by Google

(Ὑψ.) [. . . .]τα θύειν [
(Ἀμφ.) [. . . . .]ι . . [

Desunt versus quinque.

(Ἀμφ.) εἰρήσ[εται
(Ὑψ.) ἔξω γυ[ναικ
(Ἀμφ.) ὡς οὐ . [
(Ὑψ.) οὐ δυ[νατὸν
(Ἀμφ.) εἶδ . [
(Ὑψ.) [.]ισχ . [
(Ἀμφ.) ἀλλοι[
(Ὑψ.) τίς χρ[
(Ἀμφ.) διδ[

. . . .

7 (N. 753)

(Ὑψ.) δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον

8 (6)

. . . . . .

(Χο.) [. . . . .] χέρνιβα[
[. . . . .]εσεν[. .]α . [
]ν[
[. . . . .] . κασι[
[. . . . .]αβο[.] . [
[. . . . . .]σ[.]ισου[
[. . . . .]αιδα[
[. . . . .]σσ[

. . . . . .

28 π[pro γυ[legi potest 29 δ̄ in marg. sin. versum quadringentesimum indicat 8–11 ex eadem columna esse constat, de ordine tamen non liquet 8 3]ν[(?) supra lin. add. 𝔓

9 (7)

. . . . . .

[. . . . .]νθ[
[. . . . .] . πολυκά[ρπων
[. . . . . .]αι σταχύω[ν
[. . . . δρ]οσιζομεν[
[. . . . . .]δώτορες ει . [
[. . . . .]ελ . [. . .]εβρ[

. . . . . .

10, 11 (8, 9)

. . . .

[. .]λευ[
Πλευρ[ων
ἀλατευ[
πάτρα[. . . . .] . [
φυγὰς [. . . . .]
νυ[κτὸς δ' ἐποίουν] ἐν κοίταισι παρ' αὐλᾷ
ἔριδ[ας θάμ' ἀ]μειβόμενοι
σιδ[άρου τ' εἰρ]εσίᾳ
σφαγᾷ [τε δῆ]λον
κλισίας π[ερ]ὶ νυκτέρου
γενναίων πατέρων
φυγάδες δορὶ θυμόν.
Φοίβου δ' ἐν[ο]πᾶ[ς] β[ασ]ιλεὺς ἐνύχευ-
εν Ἄδραστος ἔχων
τέκνα θηρσὶν [ζ]εῦ[ξ]αι

10, 11 6 ταισι suprascr. 𝔓: κοίταισιν vult Schmidt αὐλᾷ: vel αὐλα[ῖς 7 ἐριδ'[ἔριδος ci. Wilam. 12 θυμόν dubium est 14 εχων ex εχεν (?) corr. 𝔓

Digitized by Google

[. . . . . . . δ]όμο[ν . .]
[. . . . .] ἀμπετάσας
]ε

. . . .

12 (10)

. . . . .

(Χο.) πο[ῦ . . . . .]ον[
ποῦ μάλ';
Ὑψι]π(ύλη). ἐγγύς, οὐχὶ μα[κράν . . .
λε]ύσσειν ἀλλὰ σο[
(Χο.) ἅλ]ικες, οἵας ειρ . [
(Ὑψ.) οἵ] ἐγώ·
(Χο.) τί θροεῖς;
(Ὑψ.) ὠλόμαν [
(Χο.) [. . . . . .]σα[

. . . . .

13 (11)

. . .

(Ὑψ.) ἐὲ ἔ[ὲ
ἐὲ ἔ[ὲ
(Χο. ?) δα[
χο[
μ[

. . .

14 (12)

. . . . . .

(Χο. ?) φ[
μέγεθος αδ[
οὐ γὰρ ἔμμεν[
Ὑψιπύλ(η). ἰώ μοι . [
(Χο. ?) [.] . [. . .] . αεα[
[. . . . . . .]οσα[

. . . . . .

12–15 dialogo Chori et Hypsipyles post Archemori mortem reversae tribuimus, sed nomen ante **12** 3 incertum est **12** 5 ρ (?) ex alia litt. corr. 𝔓; εἴρηκε non satis congruum est 6 γ corr.

Digitized by Google

15 (N. 754)

ἕτερον ἐφ' ἑτέρῳ †αἰρόμενος
ἄγρευμ' ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον ἔχων

16 (18)

. . . . . .

(Ὑψ. ?) κρήνην [σ]κιαζ̣[
δράκων πάροικ[ος
γοργωπὰ λεύσσω[ν
πήληκα σείων, οὗ φόβ[ῳ
ποιμένες ἐπεὶ σῖγ' εν[.] . [
παν[. .]δια δρᾶσαι καὶ ῥυ[
(Χο. ?) φ[εῦ· γυ]ναικὶ πάντα γίγνε[ται
[. . . . .]ς ἥκει· φύλακα δ' οὐ π[
οσ
[. . . . .]σεν . . φε[.]ρο[

. . . . . .

17, 18 (20, 21)

. . . .

(Ὑψ.) ὦ φ[ιλτά]ται γ[υναῖκες, ὡς ἐπὶ ξυροῦ
ἕστηκα μ[.]π . [
ἀνά[ξι'] ἕξειν· οἱ φόβοι δ[' ἔχουσί με.

15 1 *αἰρόμενος, ἰώμενος, ἱέμενος* libri : *μώμενος* Ellis : *δρεπόμενος* Wecklein 3 v. l. *ἄπληστος ἐών* **16** 1–6, quos ipsi Hypsip. dubitanter dedimus, nuntio tribuit Robert; fragmentum e dialogo Hypsipyles et Amphiarai esse credunt Wilam. et Herwerden, post **22** ponendum censet Schmidt 1 *κρήνην διαζ[* vel *κρήνη σκιαζ[* ed. 1 : *κρήνην [σ]κιάζ[ει*, quod suadet Wecklein, aegre patitur spatium; fort. *κρήνης [σ]κιαζ[* 4 *πηληκα* ex *πηλακα* corr. 𝔓 5 *ἐπεὶ σῖγ'* : vel *ἔπεισί γ'* ? 6]*λα* in marg. sin. ad col. priorem pertinet. Neque *πάν[τα] διαδρᾶσαι* nec *πάν[θ' ὅ]δια* nec *πάν[τ' ἴ]δια* placet 7 Quod ci. Herwerden [*χρεία προ*]*σήκει* spatio minime congruit **17, 18** 2 Post *π*. litterae . . *νδε*[deletae sunt, suprascriptis aliis quarum una superest *ι* (?)

Digitized by Google

(Χο.) εὔελπ[ι δ' ο]ὔτι [ῥῆμ]' ἔχεις ε[ἰπεῖν φίλαις;
(Ὑψ.) φεύγειν· στί[β]ων τῶν[δ' ἴ]δρ[ις εἰ γὰρ ᾖ μόνον.
(Χο.) τί δῆτά γ' ἐξηύρηκας εἰς ἀλκ[ήν σ' ἄγον;
(Ὑψ.) δέδοικα θανάτῳ παιδὸς οἷα πείσομαι.
(Χο.) οὔκουν ἄπειρός γ', ὦ τάλαινα, σ[υμφορῶν.
(Ὑψ.) ἔγνωκα κἀγὼ τοῦτο καὶ φυλάξ[ομαι.
(Χο.) ποῖ δῆτα τρέψῃ; τίς σε δέξεται πόλις;
(Ὑψ.) πόδες κρινοῦσι τοῦτο καὶ προθυμία.
(Χο.) φυλάσσεται γῆ φρουρίοισιν ἐν κύκλῳ.
(Ὑψ.) [ν]ικᾷ[ς·] ἐῶ δὴ τοῦτό γ'· ἀλλ' ἀπέρχομαι.
(Χο.) σκόπει, φίλας [γὰ]ρ τά[σδε] συμβούλους ἔχεις.
(Ὑψ.) τί δ' εἴ τιν' εὕροιμ' [ὅστ]ις ἐξάξει με γῆς;
(Χο.) [οὐκ ἔστιν ὅστις βούλεται] δούλους ἄγειν.
[25 litt.]τερο[. .

. . . .

19 (22)

. . . .

(Ὑψ.) [. . . .] . ιτονο[
[. . .]βου ταλε[
καὶ μὴ δι' ὀρ[γῆς
χρόνῳ δὲ βου[λ
τὸ τῶν γυναι[κῶν
καὶ παῖδα τ[
κἂν διαριθμ[η
ἢν δ' ἐξαμα[ρτ

20 (23)

. . .

(Α) τί φ[ῄ]ς ε[
(Β) ἐκεῖ λο[
(Α) ὦ πα . [
(Β) τὸ μ[

. . . . .

21 (24)

. . . .

(Α) δε[

4–16 hoc ordine collocandos censet Wecklein:—Χο. 4, 14, Ὑψ. 7, Χο. 8, Ὑψ. 9, Χο. 6, Ὑψ. 5, Χο. 10, Ὑψ. 11, Χο. 12, Ὑψ. 13 6 δητα γ ex δηποτ' corr. 𝔓 εξευρ. 𝔓 ἀλκ[ὴν κακῶν Wecklein cum Wilam. 7 παιδος supra lin. add. m. 1 12 ηδε post γη del. et εν ante κυκλωι suprascr. m. 2 13 γ' om. 𝔓 20–1 Personae Hypsipyle et Eurydice esse videntur 20 2 λο[ex αρ[corr. m. 2 3 E. g. παν[κακίστη, si loquitur Eurydice

Digitized by Google

Χο(ρός). γενν[αῖ' ἔ]λε[ξας (Β) καὶ π[
ἐν σώφροσιν [(Α) ὡς [δ]ὴ τι[
Εὐρυδί]κ(η). τί ταῦτα κομψ[ὰ (Β) ὡς [. . .]ρ[
. . . . . .

22 (27)

. . . . . .
(Ὑψ.) [.]ρ . [. . . . .]ν[
καὶ χ[ερ]νιβ[
ἐῶ δε[. .]υλα[
[.] δῆτα τηνι[
ἀρετὴν ξενο[
δοκῶ δὲ ταυ[τ
ἢν μὴ σὺ πεισθ[ῇς
[:]λ . [. . . .]ουκ[
[. . . . .] . . [
. . . . . .

23 (28)

. . .
]δειξ[
]επω[
]κον[
]ελ[
. . .

24 (N. 758)

(Εὐρ. ?) κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον

25 (N. 760)

(Ὑψ. ?) ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος

26 (32)

. . . .
(Ὑψ.)]μ[
]δ' εσ[. . . . .]τολ[

27 (33)

. . . . . .
]ω[.] . . α[.] . [
π]έλας θυρῶν . [

22 cum **23** coniungendum esse veri simile est, e.g. 2 χ[ερ]νίβ[ων ἔ]δειξ[α . . . ῥόον **22** 1 Marginale θ̄ (?) versum DCCC indicat 7 πεισθ[ῇς : σ ex θ corr. m. 2 **26** post **28–9** ponendum esse censet Robert **27–9** Hypsipyles filios cum Eurydice hic loqui censet Wilam., cum Amphiarao Robert

Digitized by Google

]ανυ . α . [. .] . ιασ . [
ὕπ]νον ἐκτελεῖ γλυκ[ὺν
πε]ριέχουσ' ἐν ἀγκάλ[αις
]κε[. .]ι φίλας τέκν[
κ]ηλήματο[ς
]ει λόγων [
ἐ]π' ἀγκάλαις ι[
]ς ἀπωλόμ[ην
ἐ]κ χερῶν ν[
. . . .

]αδος εἰργε[
] . τ[.]τ' ἀποι[
]σασ[
] . σηδ[
]αι Θόα[
]οχη[
]κετ[
. . . . . .

28, 29 (34, 35)

. . . .
[ ]ν[
[. . . . .]τη[. . . . δέσ]ποινα [–
[⏒ – ⏑]οι κλῇθρ' ὡς [. . . . . .] . ουσε[–
[⏒ – ⏑]ωμαι δωμάτων [. . . . . .]τιδα[
[⏒ – ⏑]τ' ἔξω δμωῒς ἡ τροφ[ὸς τέ]κνου
[⏒ –] δίδωσιν οὐδ' ἔσω βαίν[ει δό]μων.
[. . . . .]ορ . [. . . .]προ[
. . . .

30 (36)

. . . .
]δι[
]ιων
] κτανεῖν

26 4 ὕπ]νον Herwerden et Robert cum Wilam. 6 φίλας: α ex ο corr. m. 1 11 χ ex γ (?) corr. 𝔓 **28, 29** 5 [ἀφίκε]τ' Robert: [παροῦσά] τ' Wecklein: nos in ed. 1 [ἐξῴχε]τ' conieceramus ἡ: ἡ Herwerden, Wecklein: ἡ τροφ[ὰς ci. ed. 1 6 [ξενίαν] Wecklein

Digitized by Google

]ζων λαβεῖν
]..[.....]
. . . .

31 (57)

(Χο.) [. .] ἔοικε δε[
[.]ε Διόνυσός τ[ε
[.]αντος εισεσ[
[.]φέστηκ' οὐδ[
[.] . ιδ', οὐτ[
τίς ποτ' [
θαλαμο[
βάλλει ὑπ[
ἀνά τ' αἰθ[έρ
τί τὸ σῆμα [
βότρυς α . [
ἀναδίδω[σι
ῥεῖ δὲ γά[λακτι
στάζει [
νέκταρ [
λιβάνου [
τάχ' ἂν ε[
χάριν α[
ἀντάγω[ν
(στρ.) ὦ] πότνια θεῶ[ν
φ]άος ἄσκοπον [

32 (58)

. . . . .
] αὔρᾳ θέλομεν [
σ]μύρνας καπν[
θα]λάμοις Βρόμιο[. .]ει[
] ἀπ' οἴνας
]τε φίλαι
]θηκα φέρουσα τριπε[
]ας παρὰ χειρὸς ἐδε[ξα
]ς ἐς οἴκους
]ερον· ὡς δ' ἐπ' ἐπώμ[ιον
κυ]παρισσόροφον χερὶ ν[
ἔ]σωθεν
]τι[. . . .] . [
. . . . .

33 (59)

. . . .
] . . [
]ας ἀμᾶς [
τ]ὸ κτῆμα . [
]ς οὐχὶ θιγ[
ἐ]ν οἴκοις

30 4 ζών Wecklein **31** 5 Supra ουτ[scr. m. 2 ὡσ[.] . ιδ[17 λ̄ in marg. sin. versum ΜC indicat 20 Strophae vel antistr. init. 21 ασκοπον ex ασκουον (?) corr. m. 2 **32** 1 αὔρᾳ: vel λύρᾳ 3]λάμοις ex]λαμιοις corr. 𝔓 10 κυ]πὰρισσόροδον 𝔓

ἀ]έρι πρωτόγονο[ν
. . . .]ρως ὅτε νὺ[ξ
. . . . . .] δὴ τότε [
. . . .] γενο[
. . . .] . . θ[
. . . .

] ἐξάγεται[ι
]ον γένο[ς
] εἶπέ τ' ἄ[
]μεν σα . [
]η χάριν [
]ιδ' ἀπομ[
. . . .

34 (60)

Col. i

Desunt versus tres.

(Ὑψ.) . ν . π[
οὕτω δοκ[εῖς σὺ δὴ χαρίζεσθαι τυφλῇ
ὀργῇ πρὶν ὀρθῶς πραγμ[άτων μαθεῖν ὁδόν.
σιγᾷς, ἀμείβῃ δ' οὐδὲν ὧ[ν κατηγορῶ;
ὡς τοῦ θανεῖν μὲν οὕνεκ' [αἰτία γ' ἐγ]ώ,
τοῦ δὲ κτανεῖν τὸ τέκνον οὐκ ὀρθῶς δοκῶ,
τοὐμὸν τιθήνημ', ὃν ἐπ' ἐμαῖσιν ἀγκάλαις
πλὴν οὐ τεκοῦσα τἄλλα γ' ὡς ἐμὸν τέκνον
στέργουσ' ἔφερον, ἐπωφέλημ' ἐμοὶ μέγα.
ὦ πρῷρα καὶ λευκαῖνον ἐξ ἅλμης ὕδωρ
Ἀργοῦς, ἰὼ παῖδ', ὡς ἀπόλλυμαι κακῶς.
ὦ μάντι πατρὸς Οἰκλέους, θανούμεθα.
ἄρηξον, ἐλθέ, μή μ' ἴδῃς ὑπ' αἰτίας
αἰσχρᾶς θανοῦσαν, διὰ σὲ γὰρ διόλλυμαι.
ἔλθ', οἶσθα γὰρ δὴ τἀμά, καὶ σὲ μάρτυρα
σαφέστατον δέξαιτ' ἂν ἤδ' ἐμῶν κακῶν.

34 8–9 [αἰτίαν ἔχ]ω, τὸ δέ ci. Wecklein 11 ταλλα δ' 𝔓, quod tuetur Wecklein: τἄλλ' ὅπως ci. Wilam. 12 εφερον ωφελημ' 𝔓: corr. Wilam.: ἔφερβον ὠφέλημ' ed. 1 cum Murray: ὡς ὠφέλημ' ci. Wecklein: fort. ὃν ὠφέλημ' μεγα ex μετα corr. m. 2 13 λευκαινον: λευ supra lin. add. m. 1: κἀλλευκαῖνον ci. Weil 14 παιδες 𝔓, s fort. del. 18 μαρτ. ex μαρμ. corr. 𝔓 19 σαφεσταταν (= σαφεστατ' ἄν) 𝔓

Digitized by Google

ἄγετε, φίλων γὰρ οὐδέν' εἰσορῶ πέλας
ὅστις με σώσει· κενὰ δ' ἐπῃδέσθην ἄρα.
(Ἀμφ.) ἐπίσχες, ὦ πέμπουσα τήνδ' ἐπὶ σφαγὰς
δόμων ἄνασσα· τῷ γὰρ εὐπρεπεῖ σ' ἰδὼν
τοὐλεύθερόν σοι προστίθημι τῇ φύσει.
(Ὑψ.) ὦ πρός σε γονάτων ἱκέτις Ἀμφιάρεω πίτνω
καὶ πρὸς γενείου τῆς τ' Ἀπόλλωνος τέχνης,
καιρὸν γὰρ ἥκεις τοῖς ἐμοῖσιν ἐν κακοῖς,
[ῥ]ῦσαί με· διὰ γὰρ σὴν ἀπόλλυμαι χάριν.
μέλλω τε θνῄσκειν, δεσμίαν τέ μ' εἰσορᾷς
πρὸς σοῖσι γόνασιν, ᾗ τόθ' εἱπόμην ξένοις·
ὅσια δὲ πράξεις ὅσιος ὤν· προδοὺς δέ με
ὄνειδος Ἀργείοισιν Ἕλλησίν τ' ἔσῃ.
ἀλλ' ὦ δι' ἁ[γνῶ]ν ἐμπύρων λεύσσων τύχας
Δαναοῖσιν, [εἴπ]ὲ τῇδε συμφορὰν τέκνου,
παρὼν γὰ[ρ οἶσ]θα· φησὶ δ' ἥδ' ἑκουσίως
κτανεῖν με παῖδα κἀπιβουλεῦσαι δόμοις.
(Ἀμφ.) εἰδὼς ἀφῖγμαι τὴν τύχην θ' ὑπειδόμην
τὴν σὴν ἃ πείσῃ τ' ἐκπεπνευκότος τέκνου,
ἥκω δ' ἀρήξων συμφοραῖσι ταῖσι σαῖς,
τὸ μὲν βίαιον οὐκ ἔχων, τὸ δ' εὐσεβές.
αἰσχρὸν γὰρ εὖ μὲν ἐξεπίστασθαι παθεῖν
δρᾶσαι δὲ μηδὲν εὖ παθόντα πρὸς σέθεν.
πρῶτον μὲν οὖν σὸν δεῖξον, ὦ ξένη, κάρα·

22 πεμπου ex πεμπει (?) corr. 𝔭 23 ευτρεπει 𝔭, ι ex ς corr. 26 τ' om. 𝔭 28 [λ]ῦσαι Herwerden sine interpunctione 29 δεσμιαν δε 𝔭: fort. μέλλω δὲ . . . τε 30 τόθ: θ ex τ corr. 𝔭 ξενους 𝔭, ι supra υ add. 31 οσια ex οσαι et οσιος ex οιος corr., et δ post προδους suprascr. 𝔭 32 αργειοισιν ex αργειοιοσιν et τεση ex τεσοι corr. 𝔭 33 λευσσων ex λευσων corr. 𝔭 34 τηνδε 𝔭

Digitized by Google

σῶφρον γὰρ ὄμμα τοὐμὸν Ἑλλήνων λόγος
πολὺς διήκει· καὶ πέφυχ' οὕτως, γύναι,
κοσμεῖν τ' ἐμαυτὸν καὶ τὰ διαφέρονθ' ὁρᾶν.
ἔπειτ' ἄκουσον, τοῦ τάχους δὲ τοῦδ' ἄνες·
εἰς μὲν γὰρ ἄλλο πᾶν ἁμαρτάνειν χρεών,
ψυχὴν δ' ἐς ἀνδρὸς ἢ γυναικὸς οὐ καλόν.
(Εὐρ.) ὦ ξένε πρὸς Ἄργει πλησίαν ναίων χθόνα,
πάντων ἀκούουσ' οἶδά σ' ὄντα σώφρονα·
οὐ γάρ ποτ' εἰς τόδ' ὄμμ' ἂν ἔβλεψας παρών.
νῦν δ' εἴ τι βούλῃ, καὶ κλύειν σέθεν θέλω
καί σ' ἐκδιδάσκειν· οὐκ ἀνάξιος γὰρ εἶ.
(Ἀμφ.) γύναι, τὸ τῆσδε τῆς ταλαιπώρου κακὸν
ἀγρίως φέρουσάν σ' ἤπιον θ[έσθαι θέλ]ω,
οὐ τήνδε μᾶλλον ἢ τὸ τῆς δίκης ὁρῶν.
αἰσχύνομαι δὲ Φοῖβον οὗ δι' ἐμπύρων
τέχνην ἐπασκῶ, ψεῦδος εἴ τι λέξομεν.
ταύτην ἐγὼ 'ξέπεισα κρηναῖον [γά]νος
δεῖξαι δι' ἁγνῶν ῥευμάτων [ὅπως λάβω
στρατιᾶς πρόθυμ', Ἀργεῖον ὡς δ[ιεκπερῶν

Col. ii

Desunt versus tres.

[. . . . . .]υσιν[
[. . . .] παῖς με[
[. . .]ασα μὲν [
[ἡμ]εῖς δὲ [
[. . .]αι θέλ[οντες

44 *σωφρον* ex *σοφον* corr. m. 2 44–5 *λόγον πολύν* ci. Wecklein 45 *πε* supra lin. add. m. 1 47 *δε* : *δ* suprascr. *ανες* ex *ανεο* corr. m. 2 48 *εις* : *s* supra lin. add. 𝔓 51 *δ'ακοουσ'* 𝔓 52 *ὄμμ' ἄν* : *ομμα* 𝔓 53 *βουλει* 𝔓 59 *επασκων* 𝔓 62 *στρατιᾶς* : *s* supra lin. add. m. 2 *αργειον ως* suprascr. m. 2 : m. 1 *σωστιν*[.] . *αν* (?) scripserat 67 [*χὠ*] *παῖς* ci. Murray : [*ἴανε*] Bury 70 [*θῦσ*]*αι* ci. Wecklein

Digitized by Google

δράκων ασ[
ἠκόντισ' ἀ[
καί νιν δρόμ[ῳ
εἵλιξεν ἀμφ[ὶ
ἡμεῖς δ' ἰδό[ντες
ἐγὼ δ' ἐτόξευσ' [
ἀρχὴ γὰρ ἡμῖν [πημάτων πολλῶν θανὼν
Ἀρχέμορός ἐ[στιν
σύ τ' οὐχὶ σαυτῇ[ν
ὄρνιθα δ' Ἀργείο[ισι
καὶ μὴ στολ[
ἀλλουχ[
πολλοὶ δ[
Κάδμου [
νόστου κυρήσ[ας
Ἄδραστος ἵξετ' ἄρ[α πάτριον αὖ πέδον
ἑπτὰ στρατηγ[ῶν ἐκσεσωσμένος μόνος.
τὰ μὲν γενόμεν[α δὴ σαφῶς ἐπίστασαι·
ἃ δ' αὖ παραινῶ ταῦτά μοι δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν
θάπτει τε τέκνα χἄτερα κτᾶται νέα
αὐτός τε θνῄσκει· καὶ τάδ' ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ' ἔχει

71 ἄσ[ημος ci. Bury 72 α[ἱματωπὸν ὄμμασιν βλέπων ci. Bury coll. 58 78 ρος ex νος corr. m. 1 86 Ἄδραστος : δ suprascr. 𝔓 89–96 = Eurip. Fr. 757 89 δ' αὖ : γοῦν Clem. Alex. perperam 90 οὐ . . . βροτῶν : οὐκ ἀεὶ πονεῖ Stob. 91 θαπτειν 𝔓 ; cf. Stob. θάπτειν . . . καὶ ἕτερα κτᾶσθαι πάλιν : θάπτει . . . χἄτερ' αὖ κτᾶται νέα Plut. : θάπτει καὶ ἕτερα σπείρει νέα Clem. 92 αυτοι 𝔓 : αὐτοὺς θνῄσκειν κατὰ δ' (κᾆτα δ'?) Stob. 93 εις : s suprascr. 𝔓; cf. 48 γῆν ἀναγκαίως δ' : τήνδ' ἀναγκαίως Plut. et Stob. : corr. Grotius ex Cic. 'reddenda terrae est terra'

βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι τὸν δὲ μή· τί ταῦτα δεῖ
στένειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
ἃ δ' εἰκὸς Ἄργο[υς ἐξάγουσι πρόσφορα
θάψαι δὸς ἡμ[ῖν· κοὐ κενόν τι πράξομεν,
ἀλλ' εἰς τὸν ἀε[ί τοι χρόνον τοῖς πήμασιν
τοῖ[ς σο]ῖς βροτε[ιον ὠφελήσεται γένος.
κλεινὸς γὰρ ἔσ[ται τάφος ἐν ἀνθρώποις ὅδε,
ἀγῶνά τ' αὐτῷ [γυμνικὸν συστήσομεν
στεφάνους διδ[όντες τοῖς κρατοῦσι φυλλάδος.
ζηλωτὸς ἔστ[αι δ' ἀνδράσιν νίκη πάνυ.
ἐν τῷδε μὲν [
μνησθήσετα[ι δ' ὡς Ἀρχεμόρου τεθνηκότος
ἐπωνομάσθη [
Νεμέας κατ' ἄλσ[ος. τήνδε δ' οὖν λῦσαί σε χρή,
ἀναιτία γάρ· τοῖς [
σὺν γὰρ καλῷ σό[ν, ὦ γύναι, πάθος τέλει
θήσει σε καὶ παῖδ' [εἰς τὸ λοιπὸν εὐκλεεῖς.
(**Εὐρ.**) ὦ παῖ, τὸ μέν σοι τ[
[. .] ἧσσον ἢ μην[
πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν
καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν,
πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,
τοῖς μὴ δικαίοις δ' οὐδὲ συμβάλλειν χρεών.

96 Post hunc versum addunt Plut. et Clem. δεινὸν γὰρ οὐδὲν (οὐθὲν γ. δ. Plut.: οὐ δ. οὐδ. Clem.) τῶν ἀναγκαίων βροτοῖς, om. Stob., qui alibi profert (οὐκ αἰσχρὸν οὐδὲν κτλ.); alio ista pertinere veri simile est
106 Supplevit Bury 112 τ[ίμιον προσκείσεται ci. Murray
114–117 = Eurip. Fr. 759 117 χρεών: λόγον ci. Wecklein

Digitized by Google

35 (61)

. . . .

(Ὑψ. ?)]ειποι[
]λ' ο[ὔ]ρι' ἀζήλῳ κα[κῷ
ἦλ]θε καρδίας ἔσ[ω
]σδ' [ἔ]χοις νεανι[
ἦ]λθ' ὁμοῦ παρόνθ' ὅμ[ως
ζῶ]σιν ἢ τεθνᾶσι δ[ὴ
]λλα δυστυχοῦν[τ
] δουλείαν πικρ[ὰν
]ς ἀνηνύτους λό[γους
]αύσομαί σε δω[
] καταστήσειας ἄ[ν
πρό]σθ' ἐλευθέραν . [
]ρος εἶ σύ μοι τερ[
σ]οφῷ δοίης χά[ριν
]υλίκα[. . .]ιλα[
] . [

. . . .

36 (62)

. . . . . .

] . σ . . . [
]νητομο .
Λ]ημνίαις ὅδε
]ξαιμεν ἂν
] οὐ κωλύει
]ους μολεῖν
]είας τινὸς
]αυματα
]ν πλάκα
] . ου φρα[σ
΄]θο[

. . . . . .

37 (63)

. . . .

(Ὑψ. ?)] . [. .] . [.]τισ[
] ἄνδρα κατέφυγεν [⏓ – ⏑ –
]θειν ἐστὶν εἰς τα[.]δε . [⏑ –
]ους ἀνέθεσαν· τὰς συν[⏑ –

35–40 e columnis inter **34** ii et **40** ii amissis esse videntur; cf. **35** 4–6 (de Hypsipyles filiis), **36** 3 Λ]ημνίαις, **37** 6 Ἀμφ. **35** 2 ἀζήλῳ: an ἃ ζηλῶ? 4 [ἔ]χοις: fort. [ὄ]χοις; cf. **28** 8 5 ὁμοῦ: μ ex λ corr. m. 2 (?): possis etiam ὅ μ' οὐ legere **36** 2 υ supra το add. m. 1, del. m. 2 (?) 7 τινός: vel τίνος **37** 4]ους ex ος corr. m. 1

Digitized by Google

] *οὐκ ἔχουσι συμμάχους*
]ς *Ἀμφιάρεως· σῶσαι* [⏑ –
αὖ]*θις ὡσπερεὶ νεὼς σ*[*άλῳ*
[*πλαγκτῆς κυβερνήτην σε λ*]*α*[*μ*]*βάνω* [*σοφόν*.

. . . .

38 (N. 756)

(Ὑψ.) *περίβαλ', ὦ τέκνον, ὠλένας*

39 (N. 761)

ἄελπτον οὐδέν, πάντα δ' ἐλπίζειν χρεών

40 (Lydus, *De mensibus* iv. 7)

ὦ θνητὰ παραφρονήματ' ἀνθρώπων, μάτην
οἵ φασιν εἶναι τὴν τύχην ἀλλ' οὐ θεούς·
εἰ γὰρ τύχη μὲν ἔστιν, οὐδὲν δεῖ θεοῦ,
εἰ δ' οἱ θεοὶ σθένουσιν, οὐδὲν ἡ τύχη.

41 (64)

Col. i maxima ex parte periit; in marg. ad vers. 50 add. schol. Ἠ]*δωνίσι Θρᾳκίαις*, et ad 51 (1) Πά]*γγαιον ὄρος* (2)] *τῆς Θρᾴκης*, unde colligi potest Ἠ*δωνίσι* et Π*άγγαιον* hic scripsisse poetam. Fort. huc pertinet 44.

Col. ii (Ὑψ.) *τέκνα τ' ἀνὰ μίαν ὁδὸν*
ἀνάπαλιν ἐτρόχασεν
ἐπὶ φόβον ἐπὶ
χάριν ἑλίξας,
χρόνῳ δ' ἐξέλαμψεν εὐάμερος.

Ἀμφιάρ(*αος*). *τὴν μὲν παρ' ἡμῶν, ὦ γύναι, φέρῃ χάριν,*
ἐπεὶ δ' ἐμοὶ πρόθυμος ἦσθ' ὅτ' ἠντόμην,

37 7–8 Supplementa a Wilam. proposita mutato *ζάλῃ*, quod legi nequit, in *σ*[*άλῳ* e. g. dedi *νεώς*: *ε* ex *α* (?) corr. 𝔓 40 3–4 = Nauck Adesp. 169 *εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη· εἰ δ' οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ τύχη* 3 *θεῶν* pro *θεοῦ* ci. Wilam. 41 58 Antecessit *ἐμέ* 59 *ἐτρόχασεν*: sc. *ὁ δαίμων* vel sim. 60 *επι τε* 𝔓 64 *ἤντοτε* 𝔓: *ἦ 'ν πόνῳ* ci. Wecklein

Digitized by Google

ἀπέδωκα κἀγὼ σοὶ πρόθυμ' ἐς παῖδε σώ.
σῷζ' οὖν σὺ τέκνα, σφὼ δὲ τήνδε μητέρα,
καὶ χαίρεθ'· ἡμεῖς δ', ὥσπερ ὡρμή-
μεσθα δή,
στράτευμ' ἄγοντες ἥξομεν Θήβας ἔπι.
οἱ Ὑψιπ(ύ- εὐδαιμονοίης, ἄξιος γάρ, ὦ ξένε,
λης) υἱοί.— εὐδαιμονοίης δῆτα· τῶν δὲ σῶν κακῶν,
τάλαινα μῆτερ, θεῶν τις ὡς ἄπληστος ἦν.
Ὑψιπ(ύλη). αἰαῖ φυγὰς ἐμέθεν ἃς ἔφυγον,
ὦ τέκνον, εἰ μάθοις, Λήμνου ποντίας,
πολιὸν ὅτι πατέρος οὐκ ἔτεμον κάρα.
(Εὔν.) ἦ γάρ σ' ἔταξαν πατέρα σὸν κατακτα-
νεῖν;
(Ὑψ.) φόβος ἔχει με τῶν τότε κακῶν· ἰὼ
τέκνον, οἷά τε Γοργάδες ἐν λέκτροις
ἔκανον εὐνέτας.
(Εὔν.) σὺ δ' ἐξέκλεψας πῶς πόδ' ὥστε μὴ θανεῖν;
(Ὑψ.) ἀκτὰς βαρυβρόμους ἱκόμαν
ἐπί τ' οἶδμα θαλάσσιον, ὀρνίθων
ἐρῆμον κοίταν.
(Εὔν.) κἀκεῖθεν ἦλθες δεῦρο πῶς τίνι στόλῳ;

66 *σωζου* ex *σωζε* et *σφω* ex *σω* corr. m. 1, *τηνδε* supra lin. add. m. 2: *σῷζ' οὖν σὺ κτλ.* Wecklein: *σῴζου δὲ δὴ σὺ σφὼ δὲ κτλ.* ed. 1: m. primae lectionem *σῴζου δὲ δὴ σὺ τέκνα, σφὼ δὲ μητέρα* tuetur Schmidt 67 *ορμημεσθα* primo m. 1, *ώ* supra lin. add. 69–71 69 filiorum alteri, alteri 70–1 dedimus, quod probavit Robert: omnia uni tribuit Wecklein coll. 73 *τέκνον* 71 *απληστος η* 𝔓 72 *φυγας τ* 𝔓 74 *ὅτι πατερος ουκ έτεμον πὸλὶον καρα* 𝔓: corr. Wilam. *εμον*: supra *ν* m. 1 *υ* scripsit, i. e. *οὐκέτ' ἐμοῦ*, sed *υ* postea deletum est 77 *τεκνα* 𝔓: corr. Wilam. coll. 73, &c. 79 *π̄* in marg. sin. versum MDC indicat 80 *βαρυβρ* ex *βαρυδρ* corr. m. 1 *ἱκόμαν* initio proximi vers. 𝔓 81 *ορνεεων* 𝔓: corr. Wilam.

Digitized by Google

(Ὑψ.) *ναῦται κώπαις*
Ναύπλιον εἰς λιμένα ξενικὸν πόρον
ἄγαγόν με δουλοσύνας τ' ἐπέβασαν, ὦ τέκνον,
ἐνθάδε Δαναΐδων μέλεον ἐμπολάν.
(Εὔν.) *οἴμοι κακῶν σῶν.*
(Ὑψ.) *μὴ στέν' ἐπ' εὐτυχίαισιν.*
ἀλλὰ σὺ πῶς ἐτράφης ὅδε τ' ἐν τίνι
χειρί, τέκνον ὦ τέκνον;
ἔνεπ' ἔνεπε ματρὶ σᾷ.
(Εὔν.) *Ἀργώ με καὶ τόνδ' ἤγαγ' εἰς Κόλχων πόλιν.*
(Ὑψ.) *ἀπομαστίδιόν γ' ἐμῶν στέρνων.*
(Εὔν.) *ἐπεὶ δ' Ἰάσων ἔθαν' ἐμός, μῆτερ, πατήρ—*
(Ὑψ.) *οἴμοι κακὰ λέγεις, δάκρυά τ' ὄμμασιν,*
τέκνον, ἐμοῖς δίδως.
(Εὔν.) *Ὀρφεύς με καὶ τόνδ' ἤγαγ' εἰς Θρᾴκης τόπον.*
(Ὑψ.) *τίνα πατέρι ποτὲ χάριν ἀθλίῳ*
τιθέμενος; ἔνεπέ μοι, τέκνον.

85 *ξενικον* ex *ξενιων* corr. m. 1 86 *ἀγαγόν* ex *αγον* corr. m. 1 *δουλοσυ[ν]α* 𝔓: *δουλοσύ[ν]ᾳ* ed. 1: corr. Wecklein 87 *ενθα δηναιων* ex *ενθα δηδη(?)ναιων* 𝔓: corr. Wilam.: *ἐνθάδε Νεμεαίων* ci. Wecklein: *ἐνθάδ' ἣ ναίω* Murray: *ἔνθα δηναιᾷ* (*δουλοσύνᾳ*) Robert: *ἔνθα δὴ βαιῶν μελέων ἐμπολᾶν* Schmidt: fort. *ἔνθα δηναιάν*. Utrum 𝔓 *μελεον* an potius *μελεων* habuerit incertum est, sed hoc magis credo 90 *ὀτε δ'* 𝔓, *δ* supra *τ* addito 93 *εις κολχων* 𝔓, quod haud scio an iure probaverint Wilam., Robert, Wecklein, Schmidt. In ed. 1 *ἐς Ἰωλκόν* monente Mahaffy scripsimus, quod accepit Herwerden 95 *ιασων* ex *ιαιων* (?) et *εμος* ex *εμω* corr. m. 1 96 *κακων* 𝔓: corr. Murray 99–100 *τιθεμενος* e fine versus 99 transposuit m. 1 *ποτὲ* ⟨*τίνα*⟩ ci. Murray

Digitized by Google

(Εὔν.) μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται,
τοῦτον δ' ἐς Ἄρεως ὅπλ' ἐκόσμησεν μάχης.
(Ὑψ.) δι' Αἰγαίου δὲ τίνα πόρον
ἐμόλετ' ἀκτὰν Λημνίαν;
(Εὔν.) Θόας κομίζει σὸς πάτηρ τέκνω δύο.
(Ὑψ.) ἦ γὰρ σέσωσται;
(Εὔν.) Βα[κ]χ[ίου] γε μηχαναῖς.
(Ὑψ.) [. . . . . . .]βό[. . . π]όνων
[. . . . . πρ]οσδοκία βιοτᾶς
[. . . . .]ε ματρὶ παῖδας ἢ
. [. . . . .] μοι.
(Θό.) κεί[νου . . . .]ντος οἰνωπὸν βότρυν

In Col. iii ante versum 152 stat nomen Διόνυσ(ος), praeter quod non nisi aliquot litterae initiales supersunt.

42 (68)

. . . .
']ος
]μα
λ]άβῃ
]ν
]νου
]ν
]νω·
] κακόν

43 (69)

. . . . . .
]γανε[
]ε
]ν θεῶν
] . ον
ἀλ]λαγήν
]
]ε
'] $\overset{\sigma}{.}$ [']ον

44 (70)

. . . .
ἀπ]όπτολιν
]ι τύχαις
]
]την
φ]υγάδων
] φάος
]ῳ ζυγῷ
] .

101 με κιθαρις ex μεκαρις (?) corr. m. 2; m. 1 fort. μακαρισας ιαδος scripserat 102 μάχης: α corr. 105 δυοιν τεκνω 𝔓: δύ' οἵ τέκνω ci. Murray: δισσὼ (vel παιδὸς) τέκνω Wecklein 107 [ἰὼ μετα]βο[λαί contra accentum]βό[Schroeder 109 παῖδα σῇ minus veri simile 111 βροτοῖσι δό]ντος ci. Murray, γὰρ ἡμῖν δό]ντος . . . βότρυν [χρυσῆν Robert 42 sqq. Fragmenta quaedam sedis omnino incertae 44 Fort. parti superiori fragmenti 41 col. i tribuendum

Digitized by Google

]α
]δ' ἄφρων
]η
. . . .

] . ν
. . . . . .

]γης
]μεν
] ἐμὰς
]μονα
. . . .

45 (66)

. . . . . .
] . ας ἐμὰ[ς
]τον σὸν . [
τέ]κν' ἰατη[ρ
]ν' οἷ' ἑτο[ιμ (?)
]αι δεδρακ[
] αἰσχρὰ γὰρ λέ[γ
]α καλὰ λέγ[
. . . . . .

46 (72)

. . . . .
]δ[
] . χρωμεν[
]ει μοι παιδ[
]πας ἦλθε[
σ[
]λλων δε[
]λ' ἀπόδο[
]νδ' απ[
]΄[
. . . . .

47 (73)

. . . . .
] . [.]τι[
]αταπει[
]πτειν ε[
ἦν
]ιδ' εἰ πρ[
]ς βροντ[
] . . [.]νη[
. . . .

48 (74)

. . . .
]ησεθι[
]μέν τε [
] ὦ γύνα[ι
]σῶσαι [
] . . [
. . . .

49 (75)

. . . . . .
]υν σοι θα[ν
]νειν μ' ει[
]σουσα δυ[
]ποτεκ[
] θανατ[
] .
] . [
. . . . .

50 (77)

. . . . .
]
] . α
]
θ]έμις
] χρὴ πέρας
]ασθαι
]
. . . .

45 6 *αἰσχρά*: *ρ* supra lin. add. 𝔭 7 *καλλα* primo λ deleto 𝔭 **46** 6]λ' supra lin. add. 𝔭 **50** 1 *σοι* post] . *α* del. 𝔭 4 *χρή*: *ρ* supra lin. add. 𝔭

Digitized by Google

51 (83)

] πειθὼ . [
] κομιζε[
] οὖ χρη . [
. . . .

52 (N. 755)

ἀνὰ τὸ δωδεκαμήχανον ἄντρον

53 (N. 762)

εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα

54 (N. 763)

ἢ ἑτέρᾳ φράσω;

55 (N. 765)

οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν

56 (N. 766)

ἀναδρομαί

57 (N. 767)

ἄρκτος

58 (N. 862)

δράκοντος αἱματωπὸν ὄμμα

51 1 πεὶθὼ 𝔓   3 Ante χρη litteras duo del. et ου suprascr. m. 1   **52** ἄντρον : v. l. ἄστρον   **53** εὔσημα ci. Valckenaer   **54** Bothe non haec sed verba antecedentia ἆρ' ἐκδιδάσκω τὸ σαφές ; Euripidi tribuit   **55** τρέφει : v. l. φέρει. Cf. **41** 111   **58** Huic fabulae tribuit Hartung ; cf. not. ad **34** 72

Digitized by Google

Digitized by Google

V

EX EVRIPIDIS
CRETIBVS

Digitized by Google

Digitized by Google

ΕΥΡΙΠΙΔΟΥ ΚΡΗΤΕΣ

(Χο.) οὐ γάρ τιν' ἄλλην φημὶ τολμῆσαι τάδε·
σὺ δὲ κακὸν ἐκ κακῶν, ἄναξ,
φρόντισον εὖ καλύψαι.
Πασιφά(η). ἀρνουμένη μὲν οὐκέτ' ἂν πίθοιμί σε·
πάντως γὰρ ἤδη δῆλον ὡς ἔχει τάδε.
ἐγὼ γὰρ εἰ μὲν ἀνδρὶ προὔβαλον δέμας
τοὐμὸν λαθραίαν ἐμπολωμένη Κύπριν,
ὀρθῶς ἂν ἤδη μάχ[λο]ς οὖσ' ἐφαινόμην·
νῦν δ', ἐκ θεοῦ γὰρ προσβολῆς ἐμηνάμην,
ἀλγῶ μέν, ἐστὶ δ' οὐχ ἑκούσιον κακόν·
ἔχει γὰρ οὐδὲν εἰκός· ἐς τί γὰρ βοὸς
βλέψασ' ἐδήχθην θυμὸν αἰσχίστῃ νόσῳ;
ὡς εὐπρεπὴς μὲν ἐν πέπλοισιν ἦν ἰδεῖν,
πυρσῆς δὲ χαίτης καὶ παρ' ὀμμάτων σέλας
οἰνωπὸν ἐξέλαμπε περκαίνων γένυν;
οὐ μὴν δέμας γ' εὔρ[υθμόν ἐστι ν]υμφίου.
τοιῶνδε λέκτρω[ν εἵνεκ' εἰς] πεδοστιβῆ
ῥινὸν καθείσ[η σῶμα Κύπρις ἄχθε]ται.
ἀλλ' οὐδὲ παίδων φ[ύτορ' εἰκὸς ἦν] πόσιν

2 συδ'εκκακων 𝔓: corr. edd. 3 φρονησον 𝔓: corr. edd. 7 Hinc et a 12 ductum esse videtur Nauck Frag. adesp. 154, ubi *νόσον* pro *νόσων* recte ci. Meineke 8 *μάχ[λο]ς*, quod ci. ego et Wilam., probat Schubart : *μάρ[γο]ς* ed. 1 15 *γένυν ;* Schmidt : *γένυν.* ed. 1 18 *καθισ . . . .* [𝔓: *καθερψασα*[, quod videre se putavit Schmidt, in membrana legi posse negat Schubart 19 *φ[ύτορ'* : *φ* incertissimum quidem est, sed quod ci. Schmidt *χρ[ῆν ἕκατί νιν]* non probat Schubart

Digitized by Google

θέσθαι· τί δῆτα τῇ[δ' ἐμαι]νόμην νόσῳ;
δαίμων ὁ τοῦδε κἄμ' ἐ[νέπλησεν κα]κῶν,
μάλιστα δ' οὗτος οἷς ἔ[δρασ' ἄναγνος] ὤν·
ταῦρον γὰρ οὐκ ἔσφαξ[εν ὡς κατηύ]ξατο
ἐλθόντα θύσειν φάσμα ποντίῳ θεῷ.
ἐκ τῶνδέ τοί σ' ὑπῆλθε κἀπετείσατο
δίκην Ποσειδῶν, ἐς δ' ἔμ' ἔσκηψ[εν πάθος·]
κἄπειτ' ἀυτεῖς κἀπιμαρτύρῃ θεοὺς
αὐτὸς τάδ' ἔρξας καὶ καταισχύνας ἐμέ.
κἀγὼ μὲν ἡ τεκοῦσα κοὐδὲν αἰτία
ἔκρυψα πληγὴν δαίμονος θεήλατον,
σὺ δ', εὐπρεπῆ γὰρ κἀπιδείξασθαι καλὰ
τῆς σῆς γυναικός, ὦ κάκιστ' ἀνδρῶν φρονῶν,
ὡς οὐ μεθέξων πᾶσι κηρύσσεις τάδε.
σύ τοί μ' ἀπόλλυς, σὴ γὰρ ἡ 'ξαμαρτία,
ἐκ σοῦ νοσοῦμεν. πρὸς τάδ' εἴτε ποντίαν
κτείνειν δοκεῖ σοι, κτεῖν'· ἐπίστασαι δέ τοι
μιαιφόν' ἔργα καὶ σφαγὰς ἀνδροκτόνους·
εἴτ' ὠμοσίτου τῆς ἐμῆς ἐρᾷς φαγεῖν
σαρκός, πάρεστι, μὴ λίπῃς θοινώμενος.
ἐλεύθεροι γὰρ κοὔδεν ἠδικηκότες
τῆς σῆς ἕκατι ζημίας θανούμεθα.

(Χο.) *πολλοῖσι δῆλον [ὡς θεήλατον] κακὸν*
τόδ' ἐστίν· ὀργῇ [μὴ λίαν εἴξῃ]ς, ἄναξ.

Μίν(ως). *ἆρ' ἐστόμωται· μ[ᾶσσον ἢ ταῦρος] βοᾷ.*

20 *δηταν* 𝔓: corr. edd. 21 *δαιμον* 𝔓: corr. edd. 27 *κἀπιμαρτύρῃ*: *και συ μαρτυρηι* 𝔓: corr. edd. 36 *κτεινειν . . . κτε[ι]νε* 𝔓, quod tuetur Schmidt: *ῥίπτειν . . . ῥίπτε* ed. 1 39 *'λλίπῃς* ci. Murray 40 *και ουδεν* 𝔓 41 *ονουμεθα* 𝔓: corr. edd. 44 **Μίν**(ως) incertum: *βασιλ*(εύς) cernere sibi visus est Schubart. Lacunam supplevit Herwerden. Supra *οαι* est . *s*, fort. v. l. *βοῆς* vel *βοᾷς*

Digitized by Google

χωρεῖτε, λόγχη [. . . .   . . . ο]υμένη,
λάζυσθε τὴν πανοῦργον, ὡς καλῶς θάνῃ,
καὶ τὴν ξυνεργὸν [τήνδε, δ]ωμάτων δ' ἔσω
[ἄγο]ντες αὐτὰς ἔρ[ξατ' ἐς κρυπτ]ήριον,
ὡς μηκέτ' εἰσίδ[ωσιν ἡλίου κ]ύκλον.
(Χο.) [ἄ]ναξ, ἐπίσχ[ες· φρο]ντί[δος] γὰρ ἄξιον
τὸ πρᾶγμα· [νηλ]ὴς δ' ο[ὔτις] εὔβουλος βροτῶν.
(Μιν.) κ[. . . . .] . [. . . . . .] μὴ 'ναβάλλεσθαι δίκην

48 *κρυπτ]ήριον* Herwerden : *φρακτ]ήριον* Schmidt : . . . . *τ]ήριον* ed. 1
52 *μη αναβαλλεσθαι δικην·* 𝔓

Digitized by Google

Digitized by Google

VI

EX EVRIPIDIS

MELANIPPE VINCTA

Digitized by Google

Digitized by Google

ΕΥΡΙΠΙΔΟΥ ΜΕΛΑΝΙΠΠΗ

μάτην ἄρ' εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
ψάλλει κενὸν τόξευμα καὶ λέγει κακῶς·
αἱ δ' εἴσ' ἀμείνους ἀρσένων. δείξω δ' ἐγώ.
[. . . . .]ι ξυμβόλαι' ἀμάρτυρα
[. . . . .] . . κα οὐκ ἀρνούμεναι
[. .]με[. . . . . . .]χο[. . . . . . . ἀλ]λήλας πόνους
κη[. . . . .]δε[. . . . .]θ . . αἰσχύνην ἔχει
[. . .]αν σ[. . . . . .]το[. .] . ωτὸς ἐκβαλεῖ γυνή.
νέμουσι δ' οἴκους καὶ τὰ ναυστολούμενα
ἔσω δόμων σῴζουσιν, οὐδ' ἐρημίᾳ
γυναικὸς οἶκος εὐπινὴς οὐδ' ὄλβιος.
τὰ δ' ἐν θεοῖς αὖ· πρῶτα γὰρ κρίνω τάδε·
μέρος μέγιστον ἔχομεν. ἐν Φοίβου τε γὰρ
δόμοις προφητεύουσι Λοξίου φρένα
γυναῖκες, ἀμφὶ δ' ἁγνὰ Δωδώνης βάθρα

1–3 = Eur. Fr. 499 2 λεγει κα[κ]ως 𝔭: κακῶς λέγει codd. 3 δειξ[ω δ εγ]ω 𝔭: ἐγὼ λέγω codd. 4–7 Sensum similem esse Aristoph. *Eccles.* 446–50 monent edd. 4 ξυμβόλαι' ἀμάρτυρα Mekler coll. *Eccles.* 448: ξυμβόλαια μάρτυρα ed. 1 5] κακά ci. Mekler 6–8 = 𝔭 Oxy. + 𝔭 Berl. Quae hic ci. Mekler iam cadunt 7 α[ι-σχυ]νην εχε[ι 𝔭 Oxy.: αισχ . . . φερει 𝔭 Berl., ubi αἰσχύνην iam coniecerant edd. 8 ε]κβαλει γυνη 𝔭 Oxy.:] . ωτος . . . [. . . . . .]νη 𝔭 Berl., ubi εκβα[nunc agnoscit Wilam. 9–10 σῴζουσιν = Eurip. Fr. 492. 6–7, quae a praeeuntibus disiungenda sunt νεμουσι 𝔭 Oxy.: οἰκοῦσι codd. 10–11 ουδ ερημια . . . ευπινης ουδ 𝔭 Oxy.:]ερημιαι . . . δυσπινης ογε 𝔭 Berl., unde ἀλλ'] ἐρημίᾳ edd., et δυσπινής ἐστ' ci. Herwerden: ἐν δ' ἐρημίᾳ . . . δυσπινὴς οὐδ' iam ci. Wilam. 12 τα δ εν θεοις 𝔭 Oxy.: α δ εις θεους 𝔭 Berl.; cf. 18 et 21 πρωτα iteravit 𝔭 Oxy. 13 εμ φοιβου 𝔭 Berl.: εν βοιφου 𝔭 Oxy. 14 δομοις 𝔭 Berl.: χρησμο[ι]ς 𝔭 Oxy. 15 αμφι θ 𝔭 Oxy.: [. . . .] δ 𝔭 Berl.: [ἔνθα] δ' suppleverant edd. δωζωνη, s fort. suprascripto, 𝔭 Berl.: δωματων [. .]ς 𝔭 Oxy.

Digitized by Google

φηγῷ παρ' ἱερᾷ θῆλυ τὰς Διὸς φρένας
γένος πορεύει τοῖς θέλουσιν Ἑλλάδος.
ἃ δ' εἴς τε Μοίρας τάς τ' ἀνωνύμους θεὰς
ἱερὰ τελεῖται, ταῦτ' ἐν ἀνδράσιν μὲν οὐ
ὅσια καθέστηκ', ἐν γυναιξὶ δ' αὔξεται
ἅπαντα. ταύτῃ τἀν θεοῖς ἔχει δίκης
θήλεια. πῶς οὖν χρὴ γυναικεῖον γένος
κακῶς ἀκούειν; οὐχὶ παύσεται ψόγος
μάταιος ἀνδρῶν †οἵ τ' ἄγαν ἡγούμενοι
ψέγειν γυναῖκας, εἰ μί' εὑρέθη κακή,
πάσας ὁμοίως; διορίσω δὲ τῷ λόγῳ·
τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται
γυναικός, ἐσθλῆς δ' οὐδὲν εἰς ὑπερβολὴν
πέφυκ' ἄμεινον· διαφέρουσι δ' αἱ φύσεις.

16 *φηγωι παρ ιερωι* 𝔓 Berl. : *ηπα*[𝔓 Oxy., quae in hoc versu desinit 19–20 *οσια . . . ιερα* 𝔓 : corr. edd. *μὲν οὐ* : *μενευ* 𝔓 : corr. edd. 21 *ηπαντα* 𝔓 : corr. edd. 24 *οἵ τ' ἄγαν ἡγούμενοι* corruptum : *οἷς ἄγαν δήπου μένος* ci. Schmidt, *οἵ τ' ἄγαλμ' ἡγ.* Mekler 27–9 = Eurip. Fr. 494 27 *ουδεν γινεται* 𝔓 et codd. : *οὐκ ἔνεστ' ἰδεῖν* ci. Nauck : fort. *οὔτι γ.* 28 *ουθεν* 𝔓

VII

ΑΝΩΝΥΜΟΥ ΣΑΤΥΡΟΙ

PERSONAE

OENEVS (vel Schoeneus ?)
PHOENIX
SATYRORVM CHORVS

Digitized by Google

Digitized by Google

ΑΝΩΝΥΜΟΥ ΣΑΤΥΡΟΙ

1 (1)

κυρεῖν δρῶντα δηλοῦν τί. χρὴ [. . :
ἐργάτην τοιοῦδ' ἀγῶνος αἰχμάλ[ωτον
ἐννέπειν.
(Οἰν.) ἀλλ' ἐξεροῦμεν· ἀλλὰ πρῶτα βούλομαι
γνῶναι τίνες πάρεστε καὶ γένους ὅτου
βλαστόντες· οὐ γὰρ νῦν γέ πω μαθ[ὼν ἔχω.
Χο(ρὸς) σατύ(ρων). ἅπαντα πεύσῃ. νυμφίοι μὲν ἥ[κομε]ν,
παῖδες δὲ νυμφῶν, Βακχίου δ' ὑπηρέται,
θεῶν δ' ὅμαυλοι· πᾶσα δ' ἥρμοσται τέχνη
πρέπουσ' ἐν ἡμῖν· ἔστι μὲν τὰ πρὸς μάχην
δορός, πάλης ἀγῶνες, ἱππικῆς, δρόμου,
πυγμῆς, ὀδόντων, ὄρχεων ἀποστροφαί,
ἔνεισι δ' ᾠδαὶ μουσικῆς, ἔνεστι δὲ
μαντεῖα πάντα γνωτὰ κοὐκ ἐψευσμένα,
ἰαμάτων τ' ἔλεγχος, ἔστιν οὐρανοῦ
μέτρησις, ἔστ' ὄρχησις, ἔστι τῶν κάτω
λάλησις· ἆρ' ἄκαρπος ἡ θεωρία;
ὧν σοι λαβεῖν ἔξεστι τοῦθ' ὁποῖον ἂν
χρῄζῃς, ἐὰν τὴν παῖδα προστίθῃς ἐμοί.
Οἰνεύς. ἀλλ' οὐχὶ μεμπτὸν τὸ γένος· ἀλλὰ βούλομαι
καὶ τόνδ' ἀθρῆσαι πρῶτον ὅστις ἔρχεται

1 1 τί: 𝔓; puncta quid sibi hic velint non liquet 2 ἐννέπειν ex ἐξεροῦμεν suppletum 14 ἰαμάτων: primum α suprascr. 𝔓 19]οινευς (vix]φινευς) 𝔓, quod Σχ]οινεύς esse posse monet P. Maas

Digitized by Google

2 (2)

(*A*) φρο]ῦδον οὐδ' ἀποδέρκ[ομαι
]ασω χθονὸς σεληνα[
(*B*) [ἰδ]οὺ τὸ φῶς βέβηκεν, οἴχετα[ι σέλας·
ἀλλ' ᾗ τι νυκτὸς ἄστρον ἢ [μήνης κέρας
θνῄσκει πρὸς αὐγὴν ἡλίο[υ μαυρούμενον,
ἐκπνεῖ δὲ τόνδ' αὖ μέλανα βό[στρυχον καπνοῦ.
(*A*)]σονὰ πρόφρων ἰδέ με πα[ρόντα
]π' εὐά[.]ως φυγάδα ποτὲ [
]τιγ[.] . [

. . . .

3 (3)

. . . .

] . . [.] . [
[⏑̲ –] στροβεῖ σοφ[ῶς
[⏑̲ –]· τίνος τε συμ[
[⏑̲ –] ἱκέσθαι καπ[
]σις βαι[

. . . .

4 (4)

. . . .

(*Φοῖν.*) ὦ τ[
(*B*) ὑφο[
(*Φοῖν.*) ὠδιν[
(*B*) ἀποσπάσεις μ[ε
(*Φοῖν.*) τῶνδ' οὕνεκ' ἦ[λθον

5 (5)

. . . . .

] . ν[
]τ' ἂν εἰ φων . [. .]ση . [
]ω κυρίως κεκτημένον
ἐ]στί· τὴν γὰρ ὑ[στ]άτην
]ιαν εἶργων ὁδὸν

2 7]σόνα 𝔓, sed litt. σο incertae sunt   8 ευά[𝔓   3 fort. ex eadem col. est ac 2   5 2 ἄνει 𝔓

(Β) Φοῖνιξ, ὁρᾷς . . [ἀν]ὴρ κλύων σοφὸς
(Φοῖν.) [. . . .]τρω[. . . . .

. . . .

6 (7)

. . . .

προσ]φιλεστατο[
]. ντι δ' ἀντισ[
]κοσοφ . [
] . . . [

. . . .

7 (9)

. . . .

] . μ . [
]μονεῖ τι[
]ρ πόσιος .

. . . .

8 (12)

. . . .

]ανα[
]βολὴ κλυ[
]η παρε[
]μι τυμβε[υ

9 (13)

. . . .

]λ[.]σεν γαμ[
τε]τραζυγεῖς ὄχ[ους
]ρίων ζεύξας μ[

10 (14)

. . . .

]υν[
]ων[
] Φοῖνιξ [
]μησον[
] . ησαι[

. . . .

11 (17)

. . .

]κει
]ι χρόνῳ
] διδοὺς
ε]ξίαι

. . .

12 (18)

. . . .

]
β]λαβείη . [

13 (19)

. . . .

] . σ[.]αχ[
]ρέσσεται [

Digitized by Google

ΑΝΩΝΥΜΟΥ ΣΑΤΥΡΟΙ

]ήγου[
]της
]σαν ὅ γε
] . σαν περὶ σοῦ
] μὴ καλὸν ἤ
]ει[.]αν·
] οἶσθ' ἃ λέγω
]' εἴφ' ὅ τι μοι
]ων
]δεν[. . . .]ν[
]κε[
. . . .

]
] . . ς οὗτος ὠ . [
]
π]αππαπαππαπ[αῖ
]

14 (20)

]ερμα παφ[
] Σιπύλιον ει[
]ουδε διαπυ[
. . . . .

13 In marg. inferiore adscr. 𝔓 (1)]μὲν εἰπεῖν ὁ Φοῖ[νιξ (2)]σοδους ἵν' ἐμφυ[14 1 Fort. θ]ερμὰ παφ[λαζ . . .; cf. Aristoph. Fr. 498 2 Σιπύλιον: vel]σι Πύλιον

OXFORD
CLASSICAL TEXTS

The prices given of copies on ordinary paper are for copies bound in limp cloth; uncut copies may be had in paper covers at 6d. less per volume (1s. less for those priced from 6s. in cloth).

All volumes are also on sale interleaved with writing-paper and bound in stout cloth; prices in square brackets.

February, 1913

OXFORD: AT THE CLARENDON PRESS
LONDON: HENRY FROWDE
OXFORD UNIVERSITY PRESS, AMEN CORNER, E.C.

Digitized by Google

Crown 8vo. Prices in cloth (A), interleaved (B), on India paper (C)
Uncut copies in paper covers at 6d. less (1s. for those priced at 6s. or above in cloth)

Greek

	A	B	C
Aeschylus. A. Sidgwick	3s. 6d.	7s. 6d.	4s. 6d.
Antoninus. J. H. Leopold	3s.	5s. 6d.	4s.
Apollonius Rhodius. R. C. Seaton	3s.	5s. 6d.	4s.
Aristophanes. F. W. Hall, W. M. Geldart			8s. 6d.
I. Ach., Eq., Nub., Vesp., Pax, Aves	3s. 6d.	7s. 6d.	4s. 6d.
II. Lys., Thesm., Ran., Eccl., Plut. fr.	3s. 6d.	7s. 6d.	4s. 6d.
Aristotle. I. Bywater. De Arte Poetica	2s.	4s. 6d.	
Ethica. (Quarto writing-paper, 10s. 6d.)	4s.	8s.	
Bucolici Graeci. U. v. Wilamowitz-Moellendorff.	3s.	7s.	4s.
Demosthenes. S. H. Butcher			12s. 6d.
I. Orationes I–XIX	4s. 6d.	8s. 6d.	
II. i. Orationes XX–XXVI	3s. 6d.	7s. 6d.	
Euripides. G. G. A. Murray			12s. 6d.
I. Cyc., Alc., Med., Heracl., Hip., Andr., Hec.	3s. 6d.	7s. 6d.	9s. (I and II together)
II. Suppl., Herc., Ion, Tro., El., I. T.	3s. 6d.	7s. 6d.	
III. Hel., Phoen., Or., Bacch., Iph. Aul., Rh.	3s. 6d.	7s. 6d.	4s. 6d.
Hellenica Oxyrhynchia cum Theopompi et Cratippi fragmentis. B. P. Grenfell, A. S. Hunt	4s. 6d.	8s. 6d.	
Herodotus. K. Hude. I (Books I–IV)	4s. 6d.	10s.	12s. 6d. (I and II together)
II (Books V–IX)	4s. 6d.	10s.	
Homer. I–II. Iliad. D. B. Monro, T. W. Allen. I–XII	3s.	5s. 6d.	7s. (I–II together)
Books XIII–XXIV	3s.	5s. 6d.	
III–IV. Odyssey. T. W. Allen. Books I–XII	3s.	5s. 6d.	6s. (III–IV together)
Books XIII–XXIV	3s.	5s. 6d.	
V. Hymns, etc. T. W. Allen	4s. 6d.	8s. 6d.	5s.
Hyperides. F. G. Kenyon	3s. 6d.	6s.	
Longinus. A. O. Prickard	2s. 6d.	5s.	
Lysias. K. Hude	3s. 6d.	7s.	4s. 6d.
Plato. J. Burnet. (India Paper I–III, 20s. IV–V, 18s.)			
I. Euth., Apol., Crit., Ph.; Crat., Tht., Soph., Polit.	6s.	12s.	7s.
II. Par., Phil., Symp., Phdr.; Alc. I, II, Hipp., Am.	6s.	12s.	7s.
III. Thg., Chrm., Lch., Lys.; Euthd., Prot., Gorg., Men.; Hp., Ma. et Min., Io, Mnx.	6s.	12s.	7s.
IV. Clit., Rep., Tim., Critias	7s.	14s.	8s. 6d.
Republic separately (4to with margin, 10s. 6d.)	6s.	12s.	
Clit., Tim., Crit., paper covers, 2s.			
V. Part i. Minos, Leges I–VIII; Part ii. Leges IX–XII, Ep., Epp., Def., Spuria	8s.	16s.	10s. 6d.
Separately: Tetr. i; Ap. and Men.; Tetr. v, paper covers, 2s. each. Tetr. vi	4s.		
Theophrasti Characteres. H. Diels	3s. 6d.	6s.	together 8s. 6d.
Thucydides. H. Stuart Jones. Bks. I–IV; V–VIII each	3s. 6d.	7s. 6d.	
Tragicorum Fragmenta Papyracea. A. S. Hunt	3s.	5s. 6d.	
Xenophon. E. C. Marchant. I–III			12s. 6d.
I. Historia Graeca and III. Anabasis . . each	3s.	7s.	
II. Libri Socratici and IV. Institutio Cyri . . each	3s. 6d.	7s. 6d.	

	A	B	C
The Oxford Greek Testament. The Revisers' Text, with app. crit. by A. Souter (Quarto writing-paper, 8s. 6d. net). Not sold in paper covers	3s. net		4s. net.

Digitized by Google

Latin

		A	B	C
Asconius. A. C. Clark		3s. 6d.	6s.	
Caesar, Commentarii. R. L. A. Du Pontet				7s.
Bellum Gallicum		2s. 6d.	6s.	
Bellum Civile		3s.	7s.	
Catullus. R. Ellis		2s. 6d.	5s.	
With Tibullus and Propertius				8s. 6d.
Cicero, Epistulae. L. C. Purser				21s.
I. ad Fam.		6s.	12s.	
II. ad Att., Pars i (1–8), Pars ii (9–16)	each	4s. 6d.	8s. 6d.	
III. ad Q. F., ad M. Brut., Fragm.		3s.	5s. 6d.	
Orationes.				
Rosc. Am., I. Pomp., Clu., Cat., Mur., Cael. A. C. Clark		3s.	7s.	18s. 6d. (with the next two)
Pro Milone, Caesarianae, Philippicae. A. C. Clark		3s.	7s.	
Verrinae. W. Peterson		4s.	8s.	
Quinct., Rosc. Com., Caec., Leg. Agr., Rab. Perduell., Flacc., Pis., Rab. Post. A. C. Clark		3s.	7s.	16s. (with the next two)
Post Reditum, De Domo, Har. Resp., Sest., Vat., Prov. Cons., Balb. W. Peterson		3s.	7s.	
Tull., Font., Sull., Arch., Planc., Scaur. A. C. Clark		2s. 6d.	5s.	
Rhetorica. A. S. Wilkins				7s. 6d.
I. De Oratore		3s.	7s.	
II. Brutus, etc		3s. 6d.	7s. 6d.	
Horace. E. C. Wickham. Ed. 2. H. W. Garrod		3s.	5s. 6d.	4s. 6d.
Isidori Etymologiae. W. M. Lindsay. Two vols.		20s.	32s.	25s.
Lucretius. C. Bailey		3s.	5s. 6d.	4s.
Martial. W. M. Lindsay		6s.	12s.	7s. 6d.
Nepos. E. O. Winstedt		2s.	4s. 6d.	
Persius and **Juvenal.** S. G. Owen		3s.	5s. 6d.	4s.
Plautus. W. M. Lindsay. I. Amph.—Merc.		6s.	13s. 6d.	16s. (I and II)
II. Miles—fragm.		6s.	13s. 6d.	
Propertius. J. S. Phillimore. (I. P. with Catullus)		3s.	5s. 6d.	
Statius				10s. 6d.
Silvae. J. S. Phillimore		3s. 6d.	6s.	
Thebais and **Achilleis.** H. W. Garrod		6s.	12s.	
Tacitus				15s.
Annales. C. D. Fisher		6s.	12s.	7s.
Historiae. C. D. Fisher		4s.	7s. 6d.	5s. 6d.
Opera Minora. H. Furneaux		2s.	4s. 6d.	
Terence. R. Y. Tyrrell		3s. 6d.	7s. 6d.	5s.
Tibullus. J. P. Postgate. (India Paper, see Catullus)		2s.	4s. 6d.	
Vergil. Sir Arthur Hirtzel		3s. 6d.	8s. 6d.	4s. 6d.
Appendix Vergiliana. R. Ellis		4s.	7s.	

Nouum Testamentum Latine, secundum Editionem Sancti Hieronymi. Recensuit I. Wordsworth, Episcopus Sarisburiensis; in operis societatem adsumto H. I. White. Editio Minor. Edited by H. J. White. With select apparatus criticus and marginal references. 2s. net; on Oxford India paper, 3s. net.

Digitized by Google

Digitized by Google

RETURN TO → **CIRCULATION DEPARTMENT**
202 Main Library

LOAN PERIOD 1 **HOME USE**	2	3
4	5	6

ALL BOOKS MAY BE RECALLED AFTER 7 DAYS
Renewals and Recharges may be made 4 days prior to the due date.
Books may be Renewed by calling 642-3405.

DUE AS STAMPED BELOW

UC INTERLIBRARY LOAN
MAR 18 1988
UNIV. OF CALIF., BERK.
Anastasopoulos, V.
9-2-88
Anastasopoulos, V.
4-1-88
UNIV. OF CALIF., BERK.
AUG 5 1988
UC INTERLIBRARY LOAN

FORM NO. DD6,
UNIVERSITY OF CALIFORNIA, BERKELEY
BERKELEY, CA 94720

Digitized by Google

YB 79159

U. C. BERKELEY LIBRARIES

C046295798

274998

Hunt, A. S.

UNIVERSITY OF CALIFORNIA LIBRARY

Digitized by Google

Digitized by Google